

HARVARD
DIVINITY
SCHOOL
Andover-Harvard
Theological Library

ΠΛΟΥΤΑΡΧΟΥ
ΤΟΥ ΧΑΙΡΩΝΕΩΣ
ΤΑ ΗΘΙΚΑ.

PLUTARCHI
CHÆRONENSIS
MORALIA,
ID EST
OPERA, EXCEPTIS VITIS, RELIQUA.

GRÆCA EMENDAVIT,
NOTATIONEM EMENDATIONUM, ET LATINAM XYLANDRI INTERPRETATIONEM CASTIGATAM, SUBJUNXIT, ANIMADVERSIONES EXPLICANDIS REBUS AC VERBIS, ITEM INDICES COPIOSOS, ADJECIT,

DANIEL WYTTENBACH,
HIST. ELOQ. LITT. GR. ET LAT.
IN ILLUSTRI ATHEN. AMSTELOD. PROFESSOR.

OPERUM TOMUS VIII.
INDEX GRÆCITATIS.
A—I.

OXONII,
E TYPOGRAPHEO ACADEMICO.
MDCCCXXX.

1830

MONITUM.

EXHIBEMUS tibi, amice lector, indicem Græcitatis Plutarcheæ, non qualem vellemus, utpote justa forma carentem et supremis auctoris curis destitutum, attamen qualem eum ad nos transmisit Wyttenbachius ὁ μακαρίτης. Neque enim in alieno opere mutare quidquam officii erat nostri: nec si fuisset vel maxime, omnia eo modo instruere et componere quo ipse conditor meditatus erat, aut leve foret aut expeditum. Idcirco dedimus operam, ut ex autographo omnia curate describerentur, deinde ut typographus ita provinciam suam administraret, ut aspectus Voluminis iis responderet, quæ præcesserant.

Quod ad rationem operis conficiendi spectat, notandum est Wyttenbachium, scilicet quo facilius verborum ordinem alphabeticum conservaret, usum esse exemplari indicis Ælianei, charta pura singulis foliis interposita et in columnas distributa. Plutarcheas dictiones partim margini Ælianei indicis adspersit, immo haud infrequenter inter lineas exaravit, partim in charta pura, quam diximus, enotavit. Hinc descriptori haud leve incommodum et discrimen: nam ut de scriptura nihil memoremus, semper fere minuta, sæpe compendiis et lituris deformata, ita nonnunquam legitimus verborum ordo corruptus est, ut fessi oculi quærendo frustra laborarent, in-

terdum quæ satis plane scripta erant omitterent prorsus, et negligerent. Aliquot hujusmodi omissiones indicatas videbis in indicis supplemento, quo, quum madida a prelo specimina cum Reiskiano indice conferret, vocabula circiter 1000 a Wyttenbachio prætermissa reposuit operarum typographicarum corrector.

Hoc porro monendum, paginarum numeros non ea qua par erat diligentia ubivis indicatos esse: id quod plurimis in locis ipse auctor sensisse videtur, qui sive ad oram libri, sive inter lineas haud infrequenter notare solitus sit, "nil hic," "non invenio," etc. Et in ipso libri fronte perscripsit, "Not. 684 "B.—685. quæ sunt vocabula, ea perperam notata "sunt signo paginæ 683.—685 A. F. item perperam "notata signo 684. Ergo quæ 683 non inveniuntur, "quærenda sunt 684, et 684—685.—Not. II. 1010 "A. et B. quæ ibi non inveniuntur, quærenda sunt "1011 A. B." Similiter eum et alibi peccasse nos non semel deprehendimus: quare rogandus est lector, si quid non invenerit loco indicato, ut in vicina pagina, aut vicina in parte paginæ, investiget. Hanc certe nos methodum secuti, haud pauca ejusmodi vitia, currente calamo, sustulimus. Finem præfandi faciemus, postquam monuerimus, numerum I. primum volumen, II. secundum volumen, edd. Francof. 1599. 1620. vel Paris. 1624. significare.

Oxonii, Mart. 3. 1830.

INDEX

VOCUM VERBORUMQUE EXQUISITIORUM

IN PLUTARCHO.

A confundit parit et paritur ex Δ. Stobæus Phyſ. p. 50. ed. Heeren. fin. ἤδὲ, leg. δέ. Sed ἤδὲ eſt Canteri conj.

ἀβάκιον I. 793 F. Jambl. Vit. Pyth. 22. ἄμβαξ 24.

ἀβάκχευτος Himer. 558.

ἀβάπτιστος de ſobrietate II. 686 B. (Pindar. Pyth. II. 146. Horat. Ep. II. 2, 22. *immerſabilis*)—II. 983 C.

ἀβαρὴς II. 59 C. 1053 E.

ἀβασανίστως II. 28 B. 59 B. Euſeb. P. E. IV. 132 C. Æneas Gaz. 76.

ἀβασίλευτος II. 1125 E. I. 11 A. 34 B. 211 E. 509 A.

ἀβασκάνιστος II. 756 D.

ἀβάσκανος Teles Stobæi p. 575.

ἀβάστακτος I. 922 E.

ἄβατος I. 961 A. 1029 B. II. 21 B. I. 428 E. 466 D. 522 D. 574 C. 631 C. 697 E. 767 C. 949 A. II. 989 C. I. 142 C. Templum II. 267 C. 300 B. 828 D. 271 A. ψυχὴ II. 758 F. λόγος et ποταμὸς Plato 667 E.

ἀβαφὴς οἶνος II. 650 B.

ἀβέβαιος homo II. 34 A. 49 D. 69 C. E. 170 A. 205 A. 728 A. 734 D. 1058 B. 1092 D. 1114 C. I. 851 E. 1025 E. fama I. 282 B.—II. 20 A. 103 E.

ἀβέβηλον ἱερὸν λῃσταῖς II. 166 E.—I. 144 C. 993 C.

ἀβέλτερος (Ariſtid. I. 380.) II. 15 C. 59 A. 103 E. 177 E. (Hierocles Stobæi 477. Numenius Euſeb. P. E. XI. 544 C.) 60 E. 613 C. 713 D. 716 B. 754 A. 791 E. 856 F. 1118 F. I. 289 B. 291 B. 1025 E. (quid ſit hinc intelligitur.)

ἀβελτέρως II. 127 E.

ἄβρωτος II. 733 E. 139 A.
ἀβυρτάκη II. 664 A. v. Zenob. V. 3. et Schott.
ἄβυσσος II. 1130 E. πηγὴ Ariſtid. I. 256.
ἀγαθέος I. 443 C.
ἀγαθὸς differre videtur a καλὸς II. 1040 D. 1041 A. I. 795 E. ἀγαθὸν εἶναι περί τινα I. 385 B. ἀγαθός τινι ſalutaris cui II. 648 A. ἀγαθὸν τινὸς fructus alicujus rei II. 718 F. παρ' Ἀμμωνίῳ τῷ ἀγαθῷ II. 748 D. τὸ ἀγαθὸν τῆς ἐξουσίας f. ἄγαν II. 779 E. conf. 778 B. ἀγαθῇ τύχῃ formula auſpicandi II. 198 A. 852 C. I. 892 C. γεγενημένος ἀνὴρ ἀγαθὸς quum ſe fortem præſtitiſſet II. 870 D. I. 115 B. Weſſeling. Diod. Sic. II. 27. I. 204 E. 238 F. II. 234 A. γαλήνη eſt ἀγαθὴ λοχεῦσαι apta ad pariendum II. 981 C. ἀγαθῇ γῇ II. 986 F. ἐν ἀγαθοῖς εἶναι II. 1106 A. Deus αἴτιος ἀγαθῶν, ἀναίτιος κακῶν I. 173 D. ſim. II. 34 A. τίνος ἦν ἀγαθὸν, cui bono erat II. 414 A. qui ita proprie dicuntur I. 193 B. οὐκ ἐπ' ἀγαθῷ I. 220 E. II. 204 D. Dio Chryſ. XII. 195 C. XXIV. 280 C. XXXII. 365 A. 439 C. Lucian. T. I. 791. τὰ ἀγαθὰ virtutes I. 267 A. ἀγαθὸν πρός τι de medicina I. 736 D. ἀγαθὸν παρέχεσθαί τινα ἔν τινι II. 97 F. ἀγαθοῦ καὶ γενναίου ἀνδρὸς φρόνημα ἀναλαβεῖν II. 121 F. ſubaud. *homo* II. 114 C. 119 A. ἀγαθὸν bona fort. II. 103 A.—Simpl. II. 107 F. 109 D. E. 111 E. 113 C. 115 C. 118 F. 147 D. 154 E. ἀγαθὴ μνήμη mortuorum II. 121 E. ἀγαθοὶ κυβερνῆται cum his voraces homines componuntur II. 127 C. ἀγαθῶν καὶ σοφῶν II. 145 E. 150 C. ἀγαθὸς et ἀγαθὸν bonum, utile II. 147 D. 155 B. 158 B. 164 E. 167 E. ἀγαθὸν βρωθῆναι II. 157 E. ἀγαθὰ ἀγγέλλετε II. 180 C. ἀγαθὰ τὰ II. 172 E. 177 C. 215 F. ἀγαθὸς II. 173 A. 176 B. 178 B. 181 C. 183 D. 185 C. 190 F. 192 A. B. 201 D. 209 A. 211 A. 213 C. 218 A. C. 220 D. 221 A. E. 222 B. D. 223 E. 225 A. 226 C. 230 B. 231 F. 239 A. C. 242 C. Cum infinitivo II. 235 E. I. 932 C. ἐν ὅπλοις I. 388 A. fortis 1044 C. et paſſim. ἀνὴρ I. 1064 E. II. 136 C. miles I. 1072 B. aliter 1072 D. Vet. Poët. αὐτὰρ ἀνὴρ ἀγαθός ποτε μὲν κακὸς, ἄλλοτε δ' ἐσθλός Xenoph. M. S. I. 2. 20. ἀγαθὸς πᾶσαν ἀρετὴν Plato 670

ἄγαν. τὸ I. 43 E. 111 E. 132 C. 600 B. τὸ ἄγαν σφόδρον 689 C. 732 A. 747 E. 803 D. 939 B. 946 F. Simpl. Trag. II. 778 B.—431 A. 437 A. I. 640 A. 795 E. 883 D. 901 F. II. 40 D. 66 B. 68 E. 119 F. 127 A. 134 F. 154 E. 212 E. 238 B. τὰ ἄγαν res magnae Trag. II. 811 D. Eurip. II. 880 F. ἀληθὲς II. 104 D. οὕτως Dio Chryf. 555 B.

ἀγανακτέω I. 143 D. F. 496 D. 515 B. 520 C. 626 A. 775 D. II. 10 C. 13 E. 58 E. 60 B. 122 D. 140 B. 143 A. 160 D. 167 C. 170 C. 174 B. 179 A. B. 188 E. 189 A. 192 D. 200 C. 203 E. 396 E. 425 B. 428 C. De inanimatis, recufo II. 737 F. De homine qui crepitat II. 734 E. De moriente pugnando II. 987 D. ὑπέρ τινος II. 71 C. 1121 B. I. 317 D. De bruto II. 96 D. *Senfus voluptatis et titillationis obluctans tamen et renitens* II. 446 C. Plato Phædr. 346 G. ubi corrigere tentat J. Pierfon. Mœr. 41. Tim. 552 D.

ἀγανάκτησις I. 318 A.

ἀγανός. ἀγανώτατος θνατοῖς Pind. II. 1102 E. 413 C.

ἀγανόφρων Hom. II. 67 A.

ἀγαπάω I. 57 C. 70 A. 152 C. 153 B. 155 D. 211 D. 216 F. 218 B. 233 B. 258 C. F. II. 40 B. 282 B. 377 C. 545 D. 613 F. 689 C. 711 C. 723 C. 764 A. 872 A. 984 B. Dio Chryf. 583 C. Cum Participio II. 82 A. καὶ ἀσπάζομαι τι II. 45 A. 143 B. 408 B. 766 A. 1095 F. 1121 A. καὶ φιλέω II. 84 D. 778 A. καὶ θαυμάζω II. 84 E. 147 A. 782 A. I. 960 E. καὶ δέχομαι II. 793 F. καὶ τεθηπὼς II. 989 E. Paff. I. 647 B. II. 16 B. 1121 E. Contentus fum Gatak. M. A. p. 202. I. 317 B. 228 C. 356 A. 386 A. 522 E. 561 A. 707 E. 904 C. 934 E. 1044 A. II. 82 A. 101 D. 147 D. 170 F. Ariftid. I. 395. ἀγαπωμένη ars, elegans f. I. 305 D. 310 A. καὶ τιμάω I. 364 D. ἐπὶ τινὶ I. 637 B. καὶ τιμάω καὶ σέβομαι I. 322 B. *cupio* gloriam I. 689 D. 887 B. II. 87 E. cum inf. I. 827 A. 828 B. quem ob mores I. 861 F. παθὼν quiefco poft pœnam I. 870 C. pro ἐράω I. 1023 B. II. 125 A. 143 B. 151 E. 209 D. Dio Chryf. 583 A. tracto quid, ftudeo II. 156 A.

ἀγαθῶν. Juncus Stobæi 593. fin. φωνῇ Dio Chryſ. XII. 213 A.
ἄγε cum particip. I. 272 C. cum plural. II. 135 D. δὴ I. 988 A.
ἀγείρω. ἀγείρουσι περιϊοῦσαι I. 36 F. mendico II. 235 E. exercitum I. 246 A. ſacra I. 820 D. χρήματα colligo I. 189 A.
ἀγείτων II. 423 D.
ἀγελαῖος ἵππος opponitur ἐξαιρέτῳ II. 593 B. τὸ ἀγελαῖον τῆς ψυχῆς II. 713 A. ἀγελαῖον animal II. 93 E.
ἀγελαρχέω I. 1060 F.
ἀγελάρχης I. 20 E.
ἀγελαστεὶ II. 727 A.
ἀγέλαστος I. 880 A. Æſchyl. Stob. 582. ἑορτὴ II. 378 D. 397 A. Homo Plin. H. N. VII. 18.
ἀγέλη I. 50 A. C. D. Lacon. 596 D. II. 162 D. κατ' ἀγέλην II. 237 B.
ἀγεληδὸν II. 980 A.
ἀγενεία mollities I. 888 B. luctûs II. 112 B.
ἀγένειος f. poët. καὶ ἁπαλὸς II. 769 B. imberbis I. 891 B. 1035 F. oppon. παιδὶ Plato 644 F.
ἀγενὴς oppoſitum ejus εὐγενὴς—ἀγεννὴς—γενναῖος colligitur ex Dione Chryſ. XV. 243 D. 244 A. ubi item confunduntur ἀγενὴς et ἀγεννής.
ἀγεννὴς I. 259 C. 269 B. 275 D. 307 D. 630 D. 378 F. 322 D. 707 C. 751 D. 809 F. II. 37 E. 128 B. Inhoneſtus II. 808 F. Herba ſilveſtris II. 529 B. Opponitur εὐπατρίδαις II. 821 C. infirmus II. 966 B. 1097 E. 1098 D. ignavus II. 1069 D. I. 593 D. καὶ ἀνόσιον I. 35 E. infans morbidus I. 49 E. infructuoſus I. 90 C. καὶ ἄτοπος I. 81 D. ἀγεννῆ φωνὴν ἀφιέναι I. 82 A. οὐκ ἀγ. τὸ εἶδος II. 149 C. 582 D. Simpl. οὐκ ἀγεννὴς II. 590 A. 770 D. I. 45 A. ovis I. 702 A. ἀγεννὲς φυτὸν f. ἀλλογενὲς II. 607 E. τοῖς καρποῖς II. 640 F. ἀγεννὲς πάθος II. 91 C. 715 E. μηδὲν ἀγεννὲς ποιεῖν de muliere, quæ amore juvenis incenſa ejus conjugium quærit II. 749 D. Simil. I. 442 C. ψυχὴ II. 762 D. καὶ ἀνελεύθερος 786 B. ἀγεννὲς, ἄγριον, ἄωρον II. 796 A. ἀγεννὴς ἐν φό-

ἁγνὸς ἀφροδισίων II. 268 D. Simil. 435 D. 438 C. Simpl. I. 35 F. 1025 C. II. 144 D. 683 F. 766 E. 417 B. E. 421 C. 431 E. 397 B. 402 C. Plato 647 D. flamma II. 665 E. ἁγνὸν ἱερὸν II. 857 D. -ἡ Δημήτηρ Hefiod. II. 169 B.

ἄγνος verbena II. 578 D. 641 D. 749 A.

Ἀγνούσιος pop. Att. I. 6 A.

ἄγνυθες inſtrumentum textoris II. 156 B. Pollux VII. 36. X. 132.

ἄγνυμι. ἀγνύμενος cantus poët. II. 1096 A.

ἀγνωμονέω I. 68 A. 137 D. 143 D. 198 A. 200 F. 235 C. 227 E. 747 E. 753 E. 926 C. 978 D. II. 796 B. 824 B. Eurip. Fr. Inc. Muſgr. CL. Reſtitue in Perictyone Stobæi 458, 4. Ariſtid. I. 179. 409. 426. 429. 434. 441. 449. 476. 484.—Paſſiv. II. 249 E. 483 C. 766 E.

ἀγνωμονεύεσθαι II. 484 A.

ἀγνωμόνως II. 532 D.

ἀγνωμοσύνη II. 76 A. 780 A. I. 153 C. 172 D. 753 D. Ariſtid. I. 134. 160. 361. 409. 427. 441. 448. 455. 469. 470. II. 227. 248.

ἀγνώμων importunus II. 530 A. oppon. χαριεὶς 532 F. 535 E. 709 A. Weſſel. D. S. I. 558. I. 441 A. 328 A. II. 148 A. 190 A. 232 B. Dio Chryſ. 499 D. Ariſtid. I. 472. 522. II. 218. 251. 260. ἐπιθυμία II. 133 A. τινος Plato 703 G.—opinio II. 426 D.

ἁγνῶς II. 709 E. I. 280 E. 452 E. 832 F.

ἀγνωσία Cod. C. et Xyl. pro ἄγνοια II. 1130 E. Eurip. Stob. p. 538, 35.

ἄγνωστος I. 336 B. 868 A. ἄγνωστον τινα κατασκευάζειν veſtire ne cognoſcatur II. 771 A. 1129 F. ἄγνωστον καὶ μικρὸν imperceptibile Ariſtid. I. 571. ἄγνωστοι θεοὶ Pauſan. 412.

ἀγονία I. 32 E. II. 103 B.

ἄγονος poeta II. 348 B. νάματος terra II. 827 D. vir, στεῖρα fœmina II. 906 E. Sim. Plato 647 H. promiſcue II. 907 A. I. 51 E. 66 B. mulier I. 736 D. τινος I. 1023 D.

ἀγορὰ cibi annona I. 167 C. 219 A. 221 A. 223 C. II.

ὅπως I. 815 B.—ἄγω τινα sc. in carcerem I. 831 D.—ad supplicium II. 181 B.—ἄγει τοῦτο πόσον, de pondere I. 857 C. Athen. 502 F.—ἄγω καὶ φέρω proprie *adduco et apporto* I. 664 D.—ἄγω quem hominem, rego I. 866 B. —quem εἰς τάξιν ἡγεμονικὴν I. 880 A.—ἄγει με ἐπὶ πάντας ἀνθρώπους dominandi libido I. 918 D.—ἄγω σὺν ἐμαυτῷ exercitum I. 923. F.—simpl. στρατιὰν sc. mecum I. 924 C.—simplicius, fine στρατιὰν I. 933 A.—quem oratione I. 934 E. ἄγει ἡ σελήνη διχομηνίαν I. 967 E.—ἄγω et κομίζω I. 976 A.—ἄγω θέαν edo ludos I. 993 F.—ἄγω τι ἐν τιμῇ I. 996 B.—πῦρ ad urbem *adduco* I. 998 D.—et κομίζω mutantur I. 1007 E. 1008 A.—ἀνοχὰς I. 1042 D.—ἡσυχίαν I. 385 F. canem, instituo, educo II. 3 A. simil. 227 B. —puerum ἐπὶ τὰ καλὰ ἐπιτηδεύματα II. 8 E.—ἄγομαι ἐπί τινα allicio quem, adgredior: f. pro ἐπάγομαι II. 13 B.—ἄγω παρρησίαν cum infin. II. 14 A.—abduco II. 26 E. ἄγεσθαι ἔκ τινος per quid II. 33 E. ἄγει τι ἐπὶ τὸ αὐτὸ τινι II. 35 F. ἐπὶ τὸ καλὸν II. 55 B. ἄγομαι εἰς τὸ ἀναμάρτητον II. 87 E. ἄγω traho currum II. 108 F. ἔχω ἄγειν ἀεὶ II. 127 B. ἄγεται βίος πρός τινας καιροὺς II. 135 A. ἄγω σχολὴν et ἔχω II. 159 D. ἐπί τι f. subaud. τὸν λόγον II. 160 F.—ἄγει mare spumam II. 160 E.—ἄγω σχολὴν II. 155 D.—adduco II. 106 F. 179 D. 180 E. 181 A. 184 D. 195 E. 196 D. 218 D. 223 C. 225 F. 232 C. 203 F.—dux II. 225 A. 202 C.—festum II. 190 C. 192 D. 208 D. ἄγετε II. 210 D. εἰρήνην πρὸς τοὺς νόμους II. 216 E. ἄγειν ἢ βασιλεύειν II. 231 C. ἄγει καὶ κινεῖ carmen Vit. Hom. §. 57. ἄγω ἐπί τι de inanimatis, impellit me quid ad quid II. 684 A. 687 E. ἄγει medicus ægrotum ad alimenta II. 669 C. ἄγει in putredinem corpora calor II. 658 C. ἄγειν τὸν λόγον διά τινος II. 614 C. λόγους pro ἔχειν II. 645 C. ἄγειν βαφὴν contrahere habere colorem II. 590 C. ἄγεται oleum, deducitur illinendo II. 696 C. ἄγειν τι εἰς μουσικὴν in versus poëticos quid redigere II. 406. C. ἄγειν τι εἴς τι, ut ἀνάγειν, alicui quid tribuere, referre II. 422 F. Arist. Rhet. I. 9, 3.—Sic ἅπαν ἄγειν εἴς τι Porphyr. Abst. II. 59.—ἄγειν lineam ducere II. 381 E. 580 F. I. 679 F. 837 F. ἄγειν fossam circa ur-

A. ἄγεται quis δοῦλος ib. 675 F. ἄγω δίκην ἐπί τινα judicem, provoco Plato 692 B. ἄγον et ἀγόμενον Plato 700 F. 701 G. ἄγω τινα εἰς ἔντιμον χώραν id. 702 F. ἄγει σελήνη μῆνα Plato 704 C. ἥλιος τροπὰς id. 704 D. ἄγω εἰς κρίσιν id. 653 B. C. ἄγω ἐμαυτὸν οὕτως gero me Aristid. I. 178. ἄγει ταύτῃ ὁ θεὸς Aristid. I. 270. ἄγω quem diem id. I. 352. præco I. 353. ἄγω τινα μέγαν magni æstimo quem et simil. Aristid. I. 33. 48. 89. 90. 91. 110. 147. 188. 494. 557. II. 364. ἄγεσθαι tractari aliquo modo Aristid. I. 183. 207. 213. 226. II. 93. 95. 385. ἄγω tempus Aristid. I. 355. τινα ἐφ' ἡμᾶς nobis concilio id. I. 461. ἄγω guberno id. I. 569. ἄγομαι gubernor id. I. 568. ἄγω τινα vexo id. II. 100. τι τινος æstimo quid dignum aliquo ib. 225.

ἀγωγὴ—ἡ ἐκ παίδων εἰς ἄνδρας II. 37 D. transgressio ex puerili in virilem ætatem, nisi leg. v. ἀλλαγὴ v. προαγωγή. —Lacon. I. 596 C. D. 597 C. 750 F. 797 C. 805 E. 809 E. 813 B. 822 F. II. 210 B. 225 F. 226 A. 227 B. 237 B. D. 240 B. Sosib. Athen. XV. 674 B. Teles Stobæi 233. Ratio persuadendi II. 106 B. Aristot. Rhet. I. p. 183. ed. Cantabr. Ratio victus II. 210 B. 225 F. Galen. Stob. 545, 20. Educatio II. 1 A. 2 A. 3 B. 5 C. 8 E. 12 B. 1043 D. 773 C. δικαστηρίων II. 493 A. Syllog. est forma quæ opponitur materiæ II. 1059 E. Music. II. 1141 C. Athen. 624. 625. Captivi I. 760 D. Pro διαγωγὴ *oblectatio* I. 897 D. ἐμπειρικὴ institutio, fere pro εἰσαγωγὴ Galen. T. I. 36 F. βίων ἀγωγαὶ παιδεῖαι, διδασκαλίαι, ἔθη II. 3 A. παίδων I. 47 A. 53 D. 77 C. E. 78 A. 347 C. 365 E. 1012 D. II. 238 E. 1142 B. C. D. cum secta jungitur Diog. Laert. I. 19. Aristocl. Euseb. P. E. XIV. 763 D. Steph. ad Sext. Empir. p. 201. σύντροφος ἐκ παίδων Euseb. P. E. II. 74 C. Pythagorica Jambl. V. P. 94. 247. βίου Jambl. V. P. 100. ita f. leg. pro ἀναγωγὴ Dio Chrys. VII. 122 D. et τροφὴ ἐλευθέρα Jambl. V. P. 173. καὶ παιδεία Dio Chrys. VII. 129 C. Sim. Plat. Leg. II. 578 E. κακὴ subaud. puerorum Plato 640 A. exercitus στρατοπέδων ἀγωγὴ Plato 640 B. Lacon. ἀγ. Fabricius Sext. Empir. 37.

καὶ ζῆλος I. 1013 A.—μετ' ἀγῶνος συνίστασθαι in diſp. II. 80 B. καὶ ἅμιλλα II. 87 F. εἰς ἀγῶνα πάσης τύχης συναποδύεσθαι II. 94 C.—hominum adverſus feras II. 86 D.—διάλεξις habet ἀγῶνα et σφοδρότητα non item ἀνάγνωσις II. 130 C.—καὶ σπουδὴ II. 135 E.—generatim, oratoris, vel corporis, vel negotii II. 132 C.—σοφιστικὸς II. 133 D.—ἐπιτάφιος II. 181 E.—muſ. vel gymn. II. 185 B.—μουσικῆς καὶ γυμνικὸς Plato 688 E.—πρόκειται Plato 698 C.—ἀγῶνα τῷ λόγῳ ποιεῖν ὥσπερ ποιητῶν ἢ χορῶν Ariſtid. I. 184.—ſimpl. Rhetoricus Ariſtid. I. 322.—oratoris vehementia id. I. 505.—pro νίκη cit. II. 255.

ἀγωνία certamen II. 1140 D.—metus mortis I. 431 B.—metus I. 667 E.—exercitatio II. 8 B.—pro ἀγὼν Himer. 460.—lectoris in poemate Vit. Hom. §. 6.—genus certaminum II. 638 C.

ἀγωνιάω II. 205 E. 408 D. 591 D. 689 B. 730 B. 896 B. 902 C. 978 B. 989 E. Teles Stob. 576. Porph. Abſt. I. 54. Ariſtid. II. 24.—intentus ſum, cupidus certaminis, Dio Chr. XII. 198 A. ἠγωνίαζε Dio Chryſ. 68 B.

ἀγωνίζομαι II. 41 A. 44 C. 417 F. 985 C. I. 362 C. 491 A. 666 D. II. 710 E. Ariſtid. I. 328. 355. ἠγωνισμένων pugna I. 344 C.—κακῶς I. 569 A.—κρίσιν I. 847 F.—δίκην Eur. Andr. 337. ibi Muſgr.—metaphor. ἀγῶνας II. 610 C. 820 C.—in theatro II. 755 A. 785 B. I. 160 B. 293 F. 823 E.—pugna II. 760 E. 207 C. 214 E. 215 E. Paſſim 217 B. 321 C. I. 369 C. 521 E.—in foro II. 790 E. f. 80 C.—μάχην II. 873 D. I. 157 C. 348 D. 384 F.—II. 1108 C. I. 94 B. 129 F. 137 E. 152 F. 279 E.—Muſ. vel Gym. II. 189 E. 212 B. 228 D.—λόγον I. 853 A.—πρός τι ad quid tuendum I. 851 D.—ἀπὸ τοῦ βήματος ut de corona I. 848 E.—λόγῳ Demoſthenis adverſus alium I. 852 E.—cum inf. ad efficiendum I. 861 C. 747 E.—ἐπ' ἀγορᾶς I. 863 B.—ἀγῶνας in rep. I. 876 D.—ἀγῶνα imperatori miles I. 945 E.—καλῶς ordine I. 1005 F.—κακῶς infeliciter I. 1022 C.—κάλλιστον ἀγῶνα I. 1044 D.—hiſtriones II. 87 F.—ſubaud. pugna II. 118 F. 191 D. 203 A. 210 F. 215 A.—Sophiſt. II. 131 A.—Diſp. Sapient. II. 150 C.—πρὸς τὰς ὠδῖνας puer-

ἀδηρίτως II. 763 E. I. 659 D. 708 D.

ᾅδης I. 108 A. II. 16 D. E. 106 D. F. 225 D. 1049 C. Plato 659 B. 672 A. E.—Platoni dictus προσηνὴς II. 362 D. ψυχῆς est corpus II. 362 A.—quare Pluton dictus Jambl. V. P. 123.—ἐν ᾅδου II. 740 B. 1064 D.—est ἀειδὴς II. 362 A. 948 E. 1130 A.—Simpl. II. 159 B. 167 A. 171 D. 241 A. 953 A.—καθ' ᾅδην pro ἐν ᾅδου II. 943 E. —τὰ ἐν ᾅδου II. 1091 E. F. 1092 C. 1115 A. ὥσπερ ἐξ ᾅδου I. 709 C. ἐν ᾅδου ἀπέραντα πονεῖν Aristid. I. 133.

ἀδήωτος I. 613 B. II. 194 B. Aristid. I. 445.

ἀδιάβλητος I. 689 D. 987 C. II. 4 B.

ἀδιάθετος intestatus, qui testamentum non fecit I. 341 D. Dio Chrys. 557.

ἀδιάλειπτος II. 121 E. Vit. Hom. §. 90.

ἀδιαλείπτως I. 106 E.

ἀδιάλλακτος I. 467 F. 952 E. Dio Chrys. 473 B. ἀδιαλλάκτως ἔχω πρός τινα I. 464 F. 554 A. 1005 D. 1043 D.

ἀδιάλυτος I. 287 C.

ἀδιανόητος II. 1078 A. B. Epict. Diss. p. 296. 381. Galen. T. II. p. 65 A. B.

ἀδίαντος II. 614 B. neutr. II. 649 C.

ἀδιάπτωτος II. 1124 A. 1118 B. Wessel. Diod. Sic. T. I. p. 59. ἀδιαπτωσία Hippocr. Ep. XX. p. 22 E. Upton. Ind. Epict. v. Πίπτω.

ἀδιάρθρωτος II. 378 C.

ἀδιάστατος II. 601 C. 926 B.

ἀδιάστροφος II. 780 B. Porphyr. Abst. II. 58. Jambl. V. P. 69.

ἀδιάφθορος II. 5 A. 6 A. 437 A. 725 D. 781 B. 820 A. I. 1025 A. 1032 E. Plato 620 D. 677 E. Aristid. II. 406. ἀδιάφθαρτος Plato 690 A.

ἀδιαφορία πρός τι II. 1071 F. 1072 A. simpl. II. 1072 A. Philosophorum II. 52 C.

ἀδιάφορος II. 424 E. 1015 B. 1042 D. 1060 B. D. E. 1061 B. D. 1063 C. E. 1064 C. 1066 E. 1069 C. D. 1070 A. B. 1075 E. 1076 A. Somni tempus Teles Stobaei p. 535.

ἀδιαφόρως II. 1061 C. D. 1063 C.

quotannis vel certo tempore eliguntur II. 482 D. Duker. Thucyd. IV. 68 init. Valcken. Theocr. p. 273. Casaubon. Strab. 113. Heraclid. Athen. 624 C.—ὁ ἀεὶ ἔγγιστος—ἀεὶ πλησιάζει vel similis constructio Plat. Rep..... Xenoph. Anab. IV. 7, 17. II. 639 A. bis. Theophrast. Diog. Laërt. V. 52. f. transponend.—ἀεὶ fere abundat II. 364 C. 723 C. 735 D. 778 D. 785 E. 797 A. 880 A. 1033 F. f. *diu* II. 125 E. F. 1003 B.—τὸ φαινόμενον ἀεὶ καλὸν, an idem ac τὸ ἀεὶ φ. κ. I. 805 B.—abundat, nisi legas δεῖ quod omnino legendum II. 94 E. Simil. 185 B.—ἀεὶ μὲν δεῖ καὶ πανταχοῦ—μάλιστα δὲ II. 143 D.—Simpl. II. 186 A. 193 E. 195 D. 198 D. 210 A. 241 F. jung. κατ' ἔτος Dio Chryf. 528 B. ἀεὶ μὲν οὖν—ἐν δὲ Aristid. I. 506. τὸ ἀεὶ fubft. id. II. 259.

ἀειγενὴς II. 374 D.

ἀειδὴς—καὶ ἄμορφος ὕλη II. 875 D. eft ἄδης II. 948 E. 1130 A. Conf. Junc. Stob. 611. Stanl. Æfchyl. T. II. p. 727 b.—deformis I. 1056 E.—non fpectabilis II. 317 E. fec. cod. B.

ἀειθαλὴς II. 648 D. 649 C. I. 159 E. Porphyr. A. N. 33.

ἀεικὴς Poët. II. 682 B.

ἀεικίνητος II. 898 B. 899 B. 979 D. 1017 A.

ἀείμνηστος II. 2 C. 852 D.

ἀειναῦται II. 298 C.

ἀειφανὴς II. 888 C.

ἀειφυγία I. 91 F. Plato 661 G. 662 A. 663 E. F.

ἀείφυλλος II. 723 E. F.

ἀέναος I. 91 C. II. 377 E. 776 D. cum fimpl. ν II. 725 D. fubftant. II. 1094 D.—Plato 696 C. Ariftid. I. 101. 128. 332.

ἀέξω II. 872 E. 1088 D.

ἀέριος magnus Weffel. Diod. Sic. I. p. 38. fimpl. Plato 702 C.

ἀεροβάτας Poët. II. 952 F.

ἀεροειδὴς II. 898 D.

ἀερόφοιτος Tatian. 158 C.

ἀερώδης II. 888 B. 893 E. 898 D. 903 D. 907 C. 909 D. 912 A. 1054 A. 1118 E.

vir et puer I. 622 E. Comparatio I. 512 D. vituperatio Dio Chryf. VIII. 132 D. IX. 140 D. ἀγώνων μεγίστων Plato 643 B. ἀθλητῶν ἔγκρισις Ariftid. I. 508. ἄθλιος ἀντ' ἀθλητοῦ Philo Jud. 895 D. ἀρετῆς Orig. Celf. 487 C. τοῦ μεγίστου ἀγῶνος philofophus Gataker M. A. p. 70.

ἀθλητικὸς I. 185 B. 357 C. ἀγὼν II. 724 F. I. 518 A. Hæc funt ἀθλητικὰ ironice. II. 654 C. ἀθλητικὴ φιλοσοφία II. 724 E. ἰδέα faciei I. 1028 B.

ἀθλητικῶς II. 191 C.

ἄθλιος I. 355 A. 640 C. 931 E. F. 959 E. 1005 F. 1018 B. II. 6 D. 165 E. 166 B. 170 C. ἄθλιε II. 235 E. malus, σύγγραμμα II. 60 A. 65 B. 76 F. in fine tamquam appofitio II. 994 D. Plato 672 F.

ἀθλιότης II. 112 B.

ἀθλίως II. 65 B. 1076 C. 1106 C. πράττω I. 948 A. ἀθλιώτατα II. 169 E. ἀθλίως ἔχων πρὸς παῖδας amans Dio Chryf. 606 B.

ἀθλοθέτης I. 160 B. Plato 618 G. H. 619 B. 691 D. belli Ariftid. II. 475. 486.

ἆθλον præmium I. 443 E. 1056 F. II. 155 E. 156 A. πολέμου I. 654 C. effe alicujus I. 240 A. θεῖναι II. 624 A. I. 666 E. ἐκτελεῖν II. 1087 A. ὑπέστη I. 141 E. ἄθλοις ἐπὶ μεγίστοις pugnare cum quopiam I. 913 A. ἔχω τι τινος I. 982 A. προτίθεμαι fc. mihi I. 997 D.—ἐν μέσῳ κεῖται Dio Chryf. 473 A. 475 B.—Plato 656 F. G. 684 C.

ἆθλος labor, opus, II. 583 B. dicitur ab ἄθλιος et Herculi tribuitur Dio Chryf. VIII. 136 A. μουσικῆς καὶ γυμνικῶν τε καὶ ἱππικῶν Plato 689 A.

ἀθλοφόρος Dio Chryf. 458 B.

ἀθόλωτος II. 725 D.

ἀθόρυβος II. 81 D. 713 F. I. 108 C. 154 C. 189 D. 951 A.

ἀθορύβως I. 320 B. 364 C. 788 C. 933 E. II. 90 D.

ἄθραυστος II. 722 E. 877 E. F. I. 113 F. 245 A. 361 C. 560 B. Mufgr. Eurip. Cycl. 292. Phœn. 1086.

ἀθρέω MS. II. 995 F.

ἀθροίζω I. 66 D. 193 A. 388 B. 395 C. 470 D. 471 D

524 A. 564 C. 654 C. 907 D. 943 A. II. 64 B. 101 B. 161 D. 179 A. 204 C. 209 B. 1111 A.

ἄθροισις I. 26 A. Porphyr. Abſtin. I. 11. corrig. ib. 29.

ἄθροισμα II. 649 C. 1110 A. 1116 C.

ἄθροος II. 160 F. 674 D. 695 C. 721 B. 754 F. I. 100 F. 146 C. 304 E. 329 B. 343 E. 344 A. 364 D. 452 A. 465 E. 539 F. 630 E. 935 F. 1030 F. Plato 686 C. ἄθρους I. 118 B. 458 F. 585 D. 629 A. 509 D. ἀθρούσταται 717 E. ἄθρουν πίνειν II. 650 B. 698 C. 699 D. ἄθροον ἐπίδοσιν λαμβάνειν II. 682 E. ἄθροαι φωναὶ philoſophorum II. 763 E. ἄθροος totum hominis ex anima et corpore conſtans f. ἀνθρώπου II. 1118 D. ἄθροον ἐκλάμπειν II. 75 E. ἄθροαι ῥευμάτων ἐπιφοραί II. 102 A. ἄθροόν τι ἀνεκάγχασε Hippocr. Ep. XX. p. 21 A. ἄθρουν ἀφιέναι τὸν λόγον Dio Chrys. XXXIII. 395 B.

ἀθρόως I. 198 D. 289 D. 576 B. II. 52 D. 68 E. omnes fructus agrorum vendere I. 162 A.

ἄθρυπτος. λέξις II. 237 A. I. 53 A.—II. 238 A. 751 A. 766 F. 1055 A.—facies εἰς γέλωτα I. 154 C. ἄθρυπτα κολακείᾳ II. 38 A. ſim. 74 C.

ἀθρύπτως II. 180 E. imperare I. 175 E.

ἀθυμέω I. 101 D. 115 D. 160 C. 172 C. 238 D. 436 A. 512 F. 536 C. 538 B. 558 C. 578 D. 877 A.B. 881 C. 969 A. II. 12 F. 47 A. 80 C. 92 C.

ἀθυμία I. 144 D. 372 F. 393 F. 537 A. 556 C. 576 A. 614 B. (τινός de re 627 B.) 720 D. II. 21 E. 129 B. Ariſtid. I. 503.

ἄθυμος placidus II. 90 D. Plato 665 E.

ἀθύμως ἔχω πρός τι I. 540 E. ſine fortitudine I. 329 F.

ἄθυρμα Eurip. Auge V. Muſgr. Ruhnken. Hymn. Cer. 16. Ariſtid. I. 26.

ἄθυρος de ore II. 503 C.

ἀθυροστομία II. 11 C.

ἀθύρω Plato 630 C. Himer. 330.

ἄθυτος active Xenoph. H. G. III. 2, 16. Porph. Abſt. II. 7. Jambl. V. P. 195. Plato 647 H. Suid. διαξαίνειν.

ἀθῷος II. 67 C. 274 A. I. 344 F. 770 B. Porphyr. Abſt.

αἰθεροειδὴς II. 430 D.

αἰθερώδης II. 432 F.

αἰθὴρ idem ac ἀὴρ II. 695 B. Elementum quintum Plato 700 G. 702 A. B. αἰθέρος πνοαὶ poët. II. 760 D. ἐν αἰθέρι monumentum Simonid. II. 872 E. αἰθέρος οὐσία II. 1077 D.—diſting. ab ἀὴρ Vit. Hom. §. 95. Confund. Porphyr. Euſeb. P. E. III. 108 B. C. 119 C. reprehendit quidem Euſebius.

Αἰθίοψ Indus Wernſdorf. Himer. 698.

αἰθρέω Sophocl. II. 745 F.

αἰθρία II. 371 B. 665 F. I. 173 D. 461 B. 572 B.

αἴθριος II. 721 F. I. 613 F.

αἴθυγμα veſtigium II. 966 B. Dio Chryſ. 667 B. De verbo αἰθύσσω D. Ruhnkenius Ep. Cr. 33 ſeq.

αἴθω uro I. 139 B. αἴθων Leo I. 170 E.—Epigr. I. 482 E. αἰθομένου δὲ πυρὸς γεραρώτερος οἶκος ἰδέσθαι II. 100 C.

αἴθοψ vinum Homeri II. 692 E. F. 1099 E.

αἶκα Lacon. I. 55 C. II. 176 E. 231 F. 234 F. 511 A. Valck. Theocr. Id. I. 10.

αἰκάλλω Lacon. I. 805 D.

αἰκία in luctu II. 608 F. I. 953 E. ὁ μετ' αἰκίας θάνατος II. 856 B. πρὸ αἰκίας bellum ſuſcipere II. 988 C. αἰκίαν πᾶσαν αἰκίζεσθαί τινα I. 662 A.—II. 8 F. 117 F. 1091 E. I. 368 C. Plato 662 F. 663 C. E. 664 A. 658 C. Ariſtid. I. 506.

αἰκίζω—αἰκίζομαι corpus alicujus II. 857 A. I. 95 D. 225 C. 419 C. 662 A. 722 A. 838 E. 879 A. 1066 B.—Paſſ. I. 248 E. II. 31 B.—Med. ſeipſum luctu I. 954 C. —ſeipſum II. 173 A.

αἴλουρος II. 144 C. καὶ γαλῆ II. 959 E.

αἷμα II. 49 C. 61 D. 127 C. 130 B. 180 E. 202 C. οἱ ἀφ' αἵματος conſanguinei II. 265 D. πρὸς Dio Chryſ. 636 A. ἐφ' αἵματι φεύγειν II. 294 D. Valck. Hipp. v. 35. Pauſan. 177. 238. 376. ταύρου II. 168 F. αἷμα καὶ γένος θεῖον εἰμὶ II. 302 E. genus, origo II. 240 E. ἐμφύλιον Pauſan. 155. δι' αἵματος ad quid pervenire I. 391 E. χωρεῖν I. 453 B. καὶ πῦρ I. 978 B. γλυκὺ II. 101 C. αἵματα ἀνθρώπων II. 171 B. γενεᾶς καὶ αἵματος I. 638 F.

αἰπολέω. -εῖν quem jubere, prov. Ariſtid. II. 384.
αἰπόλιον differt a ποιμνίον II. 648 A.—II. 700 D.
αἰπόλος II. 435 D.
αἶπος Simyl. poët. I. 28 C.
αἶρα II. 658 E. [Diog. Laert. VI. 6.] 732 B. Porphyr. Abſt. I. 30.
αἵρεσις II. 740 A. 772 A. C. 827 B. 1034 E. 1042 D. I. 112 D. 520 A. Secta II. 673 C. 878 C. 1072 F. 1086 C. αἵρεσιν non habet res II. 708 B. pro προαίρεσις I. 255 F. in rep. I. 591 C. 1055 C. καὶ λῆψις I. 888 E. αἵρεσίν τινος ποιέομαι eligo quem I. 988 F. II. 228 A. δουλείας πολιτεύομαι I. 994 C. αἵρεσις ἀμεινόνων I. 1058 E. electio I. 1071 A.
αἱρετιστὴς Philem. Cler. p. 246. αἱρετίζω Hippocr. Ep. XX. p. 22 B.
αἱρετὸς II. 52 A. 115 D. 672 D. 1039 C. 1040 E. F. 1042 D. 1043 B. 1062 C. E. 1063 E. 1064 B. 1069 F. 1070 A. C. 1071 D. 1075 D. F. 1091 D. 1096 B. Simpl. faciendum I. 580 F. 852 A. II. 64 D.—in Ariſtocratia II. 616 E.—αἱρετώτερον II. 823 A. Plato 676 B. judex Plato 692 A.
αἱρέω—αἱρῶν λόγος II. 441 D. 449 C. 1070 B. Plat. II. 112 E. Upton. Ind. Epictet.—τινα διώξας in judicio II. 552 B. I. 864 B. 1039 A. vinco Ariſtid. II. 421. evinco demonſtro II. 651 B. perſuadeo Ariſtid. II. 411.—Med. pro ἡγέομαι exiſtimo II. 702 F. αἱρεῖσθαι τι καὶ πράττειν II. 705 C.—μεγάλα μικροῖς II. 762 A.—in judicio II. 833 D. 843 C. 844 C. 845 D. Plato 626 G. et ſæpe.—αἱρεῖ μέ τι II. 989 D. *placet* I. 575 B.—Med. εἵλετο maluit II. 1126 B.—I. 101 E.—τὰ βασιλέως partes regis I. 118 C. Weſſ. D. S. I. 414.—αἱρέομαι urbem pro activo I. 132 F.—εἵλοντο cum inf. inſervit periphraſi II. 436 D.—cum inf. I. 203 F. 893 A.—αἱρεῖσθαι quem βίον I. 279 C. 630 D. 835 C. Euſ. P. E. 5 B. C. Porph. Abſt. III. 27.—δεῖπνον I. 296 C. capio, bis, ſemel male αἴρω, ut ἐξαίρω alibi ſæpe perperam pro ἐξαιρέω I. 308 A.—ἧρξε ἑλομένων Ἀθηναίων, Archon fuit electus ab Ath. I. 319 B.—αἱρέω δίκην I. 353 F. 1039 A.—αἱρεῖσθαι τὰ Ῥωμαίων partes I.

260 E. 350 C. 587 E. 710 B.—ἀράμενος periphrafi infervit II. 617 D. I. 48 D. 56 A. 74 C. 621 A.—αἰρόμενος fumens Eurip. II. 661 F.—pars tollitur, feponitur, II. 671 C.—vas quod tollitur II. 705 E.—lychnus II. 144 E. bis. 716 D.—quid in aqua II. 725 E.—Med. βέλος II. 757 D. I. 135 E.—fructum II. 767 D.—αἴρεται caro corporis, intumefcit, II. 771 B.—ἄρασθαι πόλεμον II. 784 D. 871 E. Paufan. 227. 557. Jambl. V. P. 232. emend. 249. Ariftid. II. 429.—act. vela do, in altum proficifcor II. 804 D.—anchoram II. 815 D. I. 646 A.—extendi II. 925 B.—ἀράμενος fufcipiens in humeros quem II. 984 D.—νίκην I. 119 F.—αἴρω quem μέγαν I. 285 F. 471 B. 646 A. 872 C.—αἴρομαι Med. *fufcipio onus* I. 302 A. 394 E. 418 F. 948 B. 1064 C.—falfo pro αἱρέω capio I. 308 A.—αἴρεσθαι potentia I. 258 F.—αἴρομαι lapidem et fimil. I. 328 F. 332 B.—periculum I. 327 E.—mortuum I. 331 E.—πόλεμον I. 352 A. Ariftid. I. 167. 173. 396. 400. 436.—αἴρω τι εἰς ἀξίωμα I. 360 B.—ἔχθραν I. 379 F. Ariftid. II. 428.—ἄρας ἀφίημί με in mare I. 392 B.—αἴρω hoftem, *everto* l. αἱρέω I. 453 A. conf. 465 F. Philo Jud. 986 A.—mortuum fepeliendum I. 475 E. 830 E.—ἀράμενος quem præficio exercitui I. 532 C.—paff. αἴρομαι ἐπὶ πλεῖστον δυνάμεως I. 534 E.—αἴρομαι clamorem I. 564 F.—αἴρω donum accipio I. 642 F.—σημεῖον τινι I. 652 D.—αἴρομαι onus I. 687 E.—paff. αἴρομαι λαμπρὸς I. 752 B. fim. 851 D. 854 F.—αἴρω τι aufero, fumo, I. 762 B.—αἴρεται quid ἐπὶ μεῖζον fama I. 788 C.—φωνὴν I. 832 F. κλαυθμὸν 1074 D. neutr. proficifcor in altum, vela do I. 885 A. 903 D. 904 F. Alexis Athen. 610 E. fimil. II. 209 A. Ariftid. I. 306.—αἴρεται avis I. 885 B.—αἴρεται claffis, proficifcitur I. 910 C. (ἀρεῖται ita 967 D.) αἴρω proficifcor terreftri itinere I. 913 B. 1071 E.—αἴρεται ventus I. 946 B.—αἴρομαι τὰ ἱστία I. 946 E. Sim. II. 15 D.—αἴρω πᾶσαν μηχανὴν I. 965 C.—αἴρω τι ἐπὶ μεῖζον λόγῳ I. 970 C.—τὸν στόλον abiens proficifcor cum claffe I. 979 F.—αἴρει μέ τι πρῶτον εἶναι hoc me tollit ad principatum v. principem me facit I. 1011 B.—λαμπρὸν I. 1055 F. αἴρεται βοὴ I. 1059 A. fluvius I. 1068 D.

σιν quod ad ſenſum II. 930 E.—ἀνεῳγμένη II. 975 D.—opp. ἀποδείξει II. 1020 F. 1021 B. I. 305 D.—II. 1096 E. 1109 A.B.C.D.E. 1110 E. 1114 A.E. 1115 F. 1116 A. 1117 C. 1118 A.B. 1121 B.E. 1122 B.D.E. 1123 A.E. 1124 A.B. I. 152 D. II. 400 D. I. 862 D. 1001 A. 361 B.—καθαιρεῖσθαι τὴν αἴσθησιν I. 173 B. E.—Muſ. II. 1137 C. 1140 A. 1143 F. 1144 A.B.C.F. 1145 A.—παρέχειν αἴσθησιν I. 300 E. 321 F. 1035 C. 1057 E. 1074 D. II. 92 E. τὴν—ἐπιληφθεὶς *deliquio animi* I. 372 B. conf. 733 A. 736 C. 960 D.—ἐν αἰσθήσει γενέσθαι τινος I. 498 C.—ἀποκρύπτω τὴν αἴσθησιν lateo quem I. 549 E.—καὶ τέχνη I. 888 D.—βραδεῖα I. 926 C.—ἀκουστικὴ II. 37 F.—ἡ τῶν μὴ φίλων ſentire quoſdam non eſſe ipſi amicos II. 49 D.—διαφορᾶς II. 75 B.—cum gen. II. 75 C. 87 C.—Propr. II. 98 B. C. animi et corp. II. 102 D.—μέτρον ἔστω τὸ προσφιλὲς τῇ αἰσθήσει II. 130 D.—αἴσθησιν παρέχει ἡ φύσις τοῦ σώματος μετρίως διακειμένου II. 131 C.—II. 140 D. 159 C. 161 D.—αἰσθήσεως κολακεία II. 228 B.—αἴσθησις κοινὴ Nobil..... Epicur. Diog. L. X. 82. ἐπ' αἰσθήσει μόνῃ ζῇν Porph. Abſt. III. 19.—γένεσις fit ὅταν ἡ ἀρχὴ λαβοῦσα αὔξην—αἴσθησιν σχῇ τοῖς αἰσθανομένοις Plato 668 A.—αἰσθήσεις—comp. νοῦς, κεφαλὴ cet. Plato 694 C. 695 D.—καὶ μνῆμαι Plato 699 D.—ſimpl. ſenſus Plato 705 B.—αἴσθησίς ἐστι ſc. mortuo Ariſtid. II. 249. 306.

αἰσθητήριον II. 670 E. 899 C.D. 997 B. 1061 C. 1096 E. 1109 C. 1122 E. I. 557 E. 949 E.

αἰσθητικὰ pro αἰσθητὰ II. 90 B. αἰσθητικὸς activ. II. 886 D. 898 D. 904 E. 909 E. 910 B. 960 D. 1013 B. 1016 C. 1023 B.D. 1024 A.C. 429 E. 79 F. αἰσθητικῶς κινεῖσθαι Upton. Epict. 46.

αἰσθητὸς—φύσις II. 428 B. F. 429 B. 436 A. 718 D. F. 886 E. 895 B. 898 D. E. 899 F. 926 C. 1001 C. D. 1012 D. E. F. 1023 B. C. D. E. F. 1024 A. C. 1048 B. 1042 E. 1077 E. 1096 E. 1109 D. 1114 D. E. 1116 A. 1124 E. I. 65 B. 305 E. bis.—οὐκ *repentinus* I. 685 E. αἰσθητῶς ad ſenſum II. 953 C.

αἴσιος οἰωνὸς II. 282 C. I. 22 F. 185 E. 304 B. 728 B.

φεύγειν I. 208 B. 558 C.—f. leg. ἐχθρὸς vel hoc ſenſu accipiendum I. 315 C. ἐπ' αἰσχρῷ I. 395 D.—αἰσχρῶς ἀγωνίζεσθαι pro *impedito agmine pugnare* accipit Toup. Ep. Cr. 5 ſeq. apud Cæſar. p. 122. (717 E.) et Camill. p. 137 E. f. γλισχρῶς. Sed poſterioris loci non eadem eſt ratio. Sic κακῶς Xenoph. Hellen. IV. 5. 16. Q. Gr. II. 302 E. Potius δυσχερῶς ut Appian. Syr. p. 166. Contra καλῶς eſt *ordine* I. 1005 F. Vere ap. Platon. Leg. III. 591 E. ſeq. αἰσχρῶς ἀμύνεσθαι. Conf. Cæſar. B. G. III. 24. Nam ipſe locus, ubi hanc pugnam memorat, eſt B. G. II. 10. Iſocrat. 190. ed. 8° Paris. oppon. ἀληθῶς? Jungit cum γλισχρῶς Celſ. Orig. 380 D. Proprie I. 1072 C. Ariſtid. II. 163.—ignave i. q. ἄσχημον Plato 638 A. ſim. 681 E.—αἰσχρῶν αἴσχιστα Plato 646 E.—αἰσχρὸς corpore, πάγκαλος animo Plato 654 D.—δίκαια an ſint αἰσχρὰ Plato 654 E. F.

αἰσχρουργία II. 1042 B. Dio Chryſ. IV. 76.

αἰσχύνη pudor, II. 46 C. 47 C. D. 71 B. dedecus I. 170 D. 775 D. 1072 D. II. 18 F. 56 F. 64 D. 199 A. 201 C. ἐπ' αἰσχύνῃ II. 869 B.—cum φόβος II. 752 C. Stupri cauſa I. 482 B. II. 237 C. Muſon. Stob. 458, 38. Dio Chryſ. VII. 126 A. XI. 154 D. 159 A. καὶ γέλως II. 1061 A. ἐπ' αἰσχύνῃ γένος ad pudorem incutiendum cui I. 577 F. 693 E. σὺν αἰσχύνῃ I. 649 B. σὺν αἰσχύνῃ ὀρέγεσθαί τινος, an pro αἰσχροῦ τινος? I. 1054 B.—diff. ab αἰδὼς, a poëtis promiſcue Dio Chr. XIII. 221 A. Pro αἰδὼς bono ſenſu Phintys Stob. 445, 10.—αἰσχύνην adferens vulnus Plato 662 C. γένους generis ſui honeſtatem infamare Plato 678 A. turpitudo Ariſtid. I. 511. καὶ αἰδὼς Jambl. V. P. 156.-

αἰσχυντηλία II. 66 C.

αἰσχυντηλὸς II. 622 D. Ariſtid. II. 510.

αἰσχύνω—locum ſanguine I. 721 E. quem I. 308 D.—μαι ἐμαυτὸν II. 748 C.—καὶ φοβέομαι II. 88 A. 752 A.—mulierem I. 589 A.—αἰσχυνομένη ἄγνοια II. 1118 E. ἔργον λόγῳ I. 209 A. πενίαν I. 335 C. 334 D. differt ab αἰδέομαι II. 449 A. 529 D. Simpl. II. 35 C. 55 F. 57 C. 71 B. 124 C. 127 E. 144 B. F. 145 C. 187 C. 188

αἰτίᾳ τῇ τοῦ νόμου ὑπεύθυνον εἶναι II. 214 B.—ἄνευ αἰτίας θεοῦ II. 405 B. 414 D. 555 A.—με καταλαμβάνει τοῦ ποιεῖν τι II. 464 E.—ἐν αἰτίᾳ γενέσθαι II. 207 D. 483 B. I. 21 C. 130 A. 334 E.—αἰτίαν ἔχειν κλέπτειν II. 803 C. 807 E. 862 C. 867 C. 1116 E. I. 107 A. 108 A.—ἐπιτηδείως ἀποθανεῖν II. 959 E.—αἰτίας ἀποφυγὴ criminis I. 803 E.—αἰτίαν ἔχω ὑπό τινος reprehendor a quo I. 835 F. 884 B.—λαβεῖν cum inf. I. 865 F.—fimpl. culpa f. cauffa facti mihi tribuitur I. 918 F.—ἔχω τινος reprehendor de re I. 1054 C. 409 D.—αἰτία et ἄφεσις oppon. I. 1066 E.—αἰτίαν in quem ἐκτρέπω I. 527 D.—ἡ ἀτάκτως φερομένη αἰτία fortuna II. 24 A. τὸ ἀσυλλόγιστον τῆς αἰτίας ib. B. αἰτίας πορίζειν excufationes II. 27 F. 74 A. fimil.—cauffa fimpl. II. 40 B. 141 A. 164 A. 168 B.—has philofophia tradit II. 44 B. fubaud. inimicitiæ f. crimen II. 54 A.—αἰτίαν φιλίας ὥσπερ σόφισμα λοιδορίας προσφερόμενος II. 68 B.—cauffæ imputatio II. 73 E. 74 A.—αἰτίας καθαρὸς II. 89 E. Simpl. cauffa II. 104 C. 106 F. 109 B. 115 F. 119 A. 129 C. F.—καὶ τέλος I. 155 A.—αἰτίας εὕρεσις ἀναίρεσις σημείου I. 155 A. αἰτίαν ἔχειν cum inf. I. 160 D. 480 F. 487 D. 515 A. 553 B. 597 A. 662 D. 873 F. 1006 E. II. 89 E. 141 B. 1134 B.—ποιεῖσθαι κατά τινος ὅτι I. 165 A.—αἰτίαν τινὸς I. 168 C. 199 B.—τινι ἐπιφέρειν τινος I. 169 A.—φυσικὴ et ἀναγκαῖα II. 435 F. 436 A. D.—καὶ ἀρχὴ II. 127 B. 435 F.—αἰτίαν φέρομαι ὡς II. 407 B. I. 1014 F.—et οὐσία τινος oppon. II. 1131 B.—αἰτίαν ἔχω I. 223 A. 231 B. 627 B.—ἐν αἰτίαις τινα ἔχειν I. 258 C. 725 F.—ἀπολύομαι αἰτίαν I. 326 E.—ἐν αἰτίαις εἶναι I. 435 A. 449 E. 654 E. 655 A. 755 F. 827 B.—λαβεῖν τινος αἰτίαν I. 526 E.—αἰτία an pro ἀνάγκῃ? I. 580 B.—αἰτίας ἔχω reprehendor I. 649 C. Antioch. Alex. Athen. 482 C.—αἰτίαν ἔχω ὡς I. 711 B. 826 F. 1039 F.—αἰτίας παρέχω, reprehendor, I. 735 E.—αἰτίας τινα ἐξαρεῖσθαι II. 126 E.—αἰτία abund. ἕνεκα τῆς τοῦ περιεστηκότος πολέμου αἰτίας II. 211 A.—Cauffa effic. vel fim. II. 175 A. 177 F. 199 E. F. 182 E. 186 D. 188 A. C. E. 194 A. 197 F. 200 E. 202 B. 210 C. 217 C. 224 D. 227 E. 228 D. 231 C. 232 D.—crimen II. 214 B. 220 B.

ἀκανθόλογος poëta Antipat. Anthol. II. 47, 8.
ἀκανθυλλὶς II. 537 B.
ἀκανθώδης II. 908 D. ζωὴ Prov. Strom. Schott. 260. Suid. Prov. XI. 11.
ἄκαπνος—ἄκαπνα ξύλα Laco II. 632 E. Caſ. ad Diog. L. I. 104. Geſn. Cato R. R. p. 94.
ἀκάρδιος I. 737 E.
ἀκαρὲς momento II. 75 E. (εἰ et ἢ V. L. 75 C. Ariſtid. I. 439. Bergl. Ar. Nub. 496.) II. 670 C. 938 A. 960 E. 1015 B. 1062 A. 1088 B. 1098 E. 1112 B. 1115 D. I. 928 B. Sallier. Mœr. 43. Valck. Ammon. p. 18 ſeq. Weſſ. D. S. I. p. 198. I. 570 B. Ariſtid. I. 286.
ἀκαρπία II. 103 B. 1126 B.
ἄκαρπος II. 15 F. 38 C. 41 E. 52 D. 57 D. 86 E. 99 F. 135 E. 158 D. 724 E. I. 51 E. 66 B. 100 F. 135 E. 465 C.
ἀκαρτέρητος II. 733 B.
ἀκατάγγελτος πόλεμος I. 68 C.
ἀκατακόσμητος II. 424 A.
ἀκατάληπτος II. 1056 F. 1057 C.
ἀκαταληψία II. 1122 A.
ἀκατάπαυστος II. 114 E. 924 B. I. 734 C. 1039 C.
ἀκατασκεύαστος oratio Vit. Hom. §. 218.
ἀκατάσκευος II. 835 B. Weſſel. D. S. I. 362. Athen. 511 D.
ἀκατάστατος II. 714 E. 767 C. 437 D. Ariſtid. I. 474.
ἀκατάσχετος I. 432 A. Hipparch. Stob. 373. Weſſ. D. S. II. 189.
ἀκατασχέτως I. 148 E.
ἀκάτιον ἄρασθαι Epicureorum II. 15 D. ubi v. n. conf. 662 C. 1094 D. Schott. Ind. Prov.—I. 244 E. 497 E. 731 A. D. 919 A. 945 A. 964 A. Dio Chr. VII. 98 D. 628 D.
ἀκάττυτος calceus Teles Stobæi 523, 49.
ἀκατονόμαστος II. 898 D. 1118 E. Hierax Stob. 106, 56. Conf. Κατονομάζω. Stob. Phyſ. p. 798. ed. Heeren. Lucret. III. 243. 280. Cic. Tuſc. I. 17.
ἄκαυστος II. 952 C.

B.—ἀκίνητα κινεῖν II. 359 F. 756 B. Porph. Abſt. I. 4. Plato 588 D. 648 D. 675 B. Schott. e Suid. IX. 100. —II. 404 E. 1096 D. 1129 D. I. 45 D. 47 A. B. 65 F.—ſonus II. 1145 D.—καὶ ἀπαθὴς homo I. 434 B. Sim. II. 42 D.—ἀκίνητον quid ἐάω I. 635 A.—χώρα inculta II. 38 C. ἀκίνητοι χορδαὶ φρενῶν II. 43 D.—ἀκίνητος ἐξ ἑαυτοῦ πρός τι II. 84 C. πρός τι. II. 165 B. τι ποιεῖν Plato 649 G.—leges Plato 692 D.

ἄκις ſagittæ II. 344 C. 991 E. I. 559 A. 700 D. 897 E.

ἀκκίζομαι II. 620 B.

ἀκκισμὸς Philemon Cler. p. 298.

ἀκκὼ et ἀλφιτὼ ſunt μορμολυκεῖα infantum Chryſipp. II. 1040 B.

ἄκλαυστος I. 373 D.

ἀκλεὴς I. 540 D. 551 E. 559 D. 567 E. 861 F. 1022 B. II. 159 F. Plato 652 C. 660 C. ἀκλειὴς poët. II. 38 E.

ἀκλεῶς I. 277 A. 412 A. 477 D. 657 C. καὶ ἀτίμως I. 38 D. pro ἀκλινῶς leg. II. 765 B.

ἄκλειστος portus I. 892 C. οἰκία II. 823 A.

ἀκλήρημα Gatak. M. A. p. 311. Teles Stobæi 232. ἀκληρέω ib. 577. δυσκληρέω Plato 590 F.

ἄκληρος Plato 679 H.

ἀκλήρωτος II. 231 D.

ἄκλητος II. 707 D. Plaut. Capt. I. 1, 2 ſeq.

ἀκλινὴς II. 45 C. 780 A.

ἀκλινῶς II. 765 B.

ἄκλυστος v. n. II. 82 F.

ἄκλυτος II. 722 E.

ἀκμάζω I. 38 E. 48 D. 113 D. 123 F. 129 C. 130 B. 172 D. 331 C. 362 C. 507 B. 711 C. II. 770 C. 1097 A. 1098 E.—cum λυπέω II. 750 E.—ætate II. 111 C. πρὸς χάριν II. 190 B. 504 D. ἀκμάζει πανήγυρις II. 635 fim. 760 E.—ver II. 667 C. fim. II. 671 D.—ætas pariundo apta II. 754 C.—ſimpl. ſc. ætate II. 117 D. 215 B. 238 B.—αὐτῷ ἡ βασίλεια II. 113 E —aliquo tempore *fuit* I. 1032 E.—ἡ συνουσία I. 930 B.—τῷ φρονεῖν I. 927 A.—σώμασι καὶ καθ' ἡλικίαν I. 799 A.—vitium I. 887 D. ἀκμάζοντι ὡς ἑαυτῷ χρῆσθαι I. 653 A. ἀκμάζει bellum I. 629

ἀκουσίως ἐκπίπτουσα φωνὴ II. 90 B.

ἄκουσμα I. 152 D. 564 E. II. 7 B. 37 E. 674 B. 786 E. 997 C. παρέχειν II. 608 E.

ἀκουστὴς II. 1136 F.

ἀκουστικὸς II. 37 F. 436 D. 898 E. Upton. Indice Epictet.

ἀκούω II. 69 B. 71 B. 118 D. 119 A. 124 D. 133 A. 136 D.—II. 139 A.—τι περὶ τινὸς *accipere*, *interpretari* v. n. II. 14 D.—κακῶς ὑπό τινος II. 89 B. D. 615 E. I. 154 D. 400 E.—II. 82 C. 705 C. 757 A. 776 C. 795 C. 816 D. I. 158 E. 168 A. 176 E. 178 C. 196 F. 206 E. 618 A. 915 A. 979 D. 1042 D. 1048 B. non ἀκούειν sed ἀκούεσθαι volunt ebrii II. 715 A.—ἀκούεται fertur II. 760 B.—οὔτε ἀκούειν ὑπομένουσι οὔτε συνιέναι δύνανται II. 763 D.—φιλόδοξος dicor II. 776 B. 778 B. ἀκούομεν δὴ ὅτι init. period. II. 776 E. 1146 A. ἀκούεις γὰρ ὅτι II. 800 B. κακῶς II. 29 B. 141 C. 170 C. 179 A. 206 A. 869 A. 1108 B. I. 435 A. D. 480 E. 530 A. 561 C. 610 C. 642 D. 645 B. 649 A. 688 F. 689 D. 755 F. 817 B. 875 C. 895 A. 909 A. 919 F. 956 B. 974 E. cum duplici accuf. ἀκούω τι τι *audio hoc illud esse* v. hoc ita interpretor II. 872 F.—τινος probare quem, *assentiri* II. 417 A. 923 F. 938 D. Ariſtid. I. 453.—dictum audire poëtæ i. e. eo dicto reprehendi II. 975 C.—τι II. 175 B. E. 176 A. B. 179 A. 180 C. 181 B. C. 182 C. 183 E. 184 D. 185 B. 186 E. 191 B. 192 B. 197 C. 207 C. 212 E. 215 E. 216 B. 220 E. 222 C. 231 E. 232 E. 237 D. 241 A. D. 242 A.—τινος II. 174 F. 182 B. E. 192 A. 205 B. 207 E. 208 D. 220 C. D. 222 E. 235 E. 239 B. 273 E.—κακῶς et εὖ ποιέω oppon. II. 181 E. καλῶς καὶ κακῶς II. 177 E. ἀκούω ſimpl. II. 146 B. 152 F. 154 D. 159 D. 160 D. 161 B. 162 B. 163 A. ἀκούω τινὸς II. 138 C. 145 B. 147 B. 149 E. 150 F. 152 D. 154 E. 158 B. 168 E. Med. ἀκουσόμεθα II. 159 A. Sim. 196 B. D. ἀκηκοῦια II. 145 C.—τινος λέγοντος II. 122 E.—τι μὴ παρέργως II. 129 D. ἀκούω ex aliis et λογίζομαι καθ' ἐμαυτὸν II. 104 D.—ſenſus audientium II. 98 B. ἀκούει ἃ μὴ θέλει ὁ λέγων ἃ θέλει II. 89 A. Alcæi Steph.

I. 339 C. 392 A. 438 F. 493 B. 814 A. 930 A. B. 968 D. E. terræ continentes fummitas montium I. 358 E. 373 A. 404 A. 418 E. κατ' ἄκρας urbem capere Cafaub. Th. Char. p. 115. ed. Fifch. Valck. Eurip. Ph. p. 406. I. 246 C.

ἀκραὴς ventus Ariftid. I. 302.

ἀκραιφνὴς I. 536 E. II. 126 D. Porph. Abft. I. 54. fplendor II. 436 C. 894 D. ἐλπὶς Ariftid. II. 197. Sim. I. 555.

ἄκραντος II. 821 B. Sophocl.

ἀκρασία II. 10 F. 18 F. 33 F. 53 D. 68 A. 69 B. 97 D. 126 E. 127 E. 130 A. 678 E. 692 D. 706 B. 726 C. 730 B. 996 E. 997 B. 1076 F. 1093 B. I. 51 E. 48 B. 354 E. 408 C. 892 F. 957 C. 1041 A. garrulitatis II. 508 B.—πρὸς μαθήματα ex conj. Reifk. II. 544 A. conf. 704 E. 705 B. C. mutat. in ἀκρόασιν Dio Chryf. XIX. 260 D.—Veneris II. 139 B. 655 A. 753 B. 768 E.—f. differt ab ἀκολασία II. 705 C. I. 41 E. f. leg. ἀκρόασιν.—πρὸς δόξαν I. 887 A.

ἀκρατὴς II. 10 E. 75 E. 140 B. 226 F. 705 C. D. 997 C. I. 45 D. 1018 E. æger morbo I. 225 B. γνώμη, δίαιτα θρασεῖα, ἀσθένεια θυμοῦ II. 90 C. ἀκρατὴς θυμοῦ μανίαις ὀργῆς Plato 658 C.

ἀκράτισμα jentaculum II. 726 B. C. Toup. Theocr. II. p. 342. Cafaub. Athen. 338, 59.

ἀκράτητος f. κράτιστος I. 543 E. Herodian. I. 8, 4. et ibi vitiofum v. nott. MSS.

ἀκρατοποσία I. 703 E.

ἄκρατος II. 59 B. 61 B. 123 E. 124 A. 132 E. 149 B. 156 A. 173 C. 647 C. 672 A. 677 C. 715 D. 716 F. 726 C. 1025 A. 1067 D. I. 57 A. 200 A. D. 283 A. 416 C. 479 A. 508 B. 582 B. 687 E. 971 C. τῷ πρὸς χάριν homo mere blandus et gratiam affectans II. 55 D. fed vid. v. 2 D.—πρός τι II. 391 D.—fimpliciter *auſterus* II. 142 B. ubi v. nott.—et θεῖος et νοῦς Toup. Long. p. 172.—color II. 647 C. 932 B. I. 551 F. 909 A.—Empedocl. II. 677 D.—ἀκρατῶς ἔχειν πρός τι II. 692 D. leg. ἀκρατῶς non ἀκράτως—ἀκρατότατος II. 696 A.—parrhefia II.

1139 A. τὰ ἄκρα corporis hum. II. 123 A. 130 D. τὰ ἄκρα II. 198 A. 695 C. ἄκρων κόλουσις 147 C. Phil. Mor. II. 1058 B. 1108 B. fim. vir. 25 E. 75 C. ἐπ' ἄκρον ἥκειν τινος II. 979 F. 1048 E. Ariſtid. I. 192. fim. ἐλαύνειν II. 1131 F.—II. 682 E. 962 D. 1042 D. 1067 F. 1076 C. 1089 D. 1090 B. 1106 D. 1108 E.—ἄκροι term. in proport. Mathem. 738 D. opp. μέσῳ et πέρατι II. 1091 D. ἄκρη arx II. 200 A.—vir in ſua arte Plato 614 D. 641 F. 644 D. 695 F. Ariſtid. I. 42. 342. 543. II. 227. bis. 298. ἀκροτάτους θεοὺς Plato 702 D. τὰ ἄκρα Mathem. Plato 704 F. τῇ χειρὶ Himer. 786.

ἀκρόσοφος II. 1096 A.

ἀκροστόλιον I. 209 B. 910 B. Weſſel. D. S. II. 313. Caſ. Athen. 356, 17.

ἀκροσφαλὴς II. 68 D. 561 E. 620 E. 713 A. I. 357 D. 747 B. 958 E.

ἀκροσφαλῶς ἔχειν fimpl. ceſpitatione laborare II. 682 C.

ἀκροτέλευτος Ariſtid. I. 325. 346. τιον id. II. 107. 121. 212. 412.

ἀκρότης λόγου II. 24 D. ubi v. not.

ἀκροχολία II. 53 D. 454 B. 810 E. Sopater Stob. 313.

ἀκρόχολος II. 604 B. 628 G.

ἀκροχερδὼν II. 563 A. 800 E. I. 174 C.

ἀκρώνυχος de ave II. 320 D.—I. 590 B. ἀκρώνυχον ἴχνος θεῖναι II. 317 E.—325 B. ſuſpenſum veſtigium ponitur Senec. Ep. 56.

ἀκρώρεια I. 249 B. F. 440 A.

ἄκρως I. 334 A. ἀγαθοὶ et μέσως φαῦλοι oppon. II. 1099 A. Sim. Dio Chr. 541 D.

ἀκρωτηριάζειν corpus II. 479 D.—I. 200 C. 531 E. Clearch. Athen. 524 D. Ariſtid. I. 128. Orig. Celſ. 727 E.

ἀκρωτήριον promontorium II. 820 C. 967 B. I. 128 D. 895 D. ædificii I. 738 A. urbis I. 754 C. corporis I. 885 F. Plato 686 D.

ἀκτάω v. ἀκτάζω in littore luxurior II. 668 B. Voſſ. ad Scylac. ed. Gron. Geographic. p. 7. ſeq.

ἀκτὴ I. 290 C. 427 C. 631 B. 957 A. II. 128 B. 162 D.

Stobæi 522. λόγου II. 411 B. conf. Ruhnken. Tim. V. p. 14. seq. πρὸς ἀλαζονείαν διαίρεσθαι II. 116 D.

ἀλαζόνευμα Aristid. I. 243.

ἀλαζονεύομαι I. 212 B. 750 D. II. 1088 B.

ἀλαζονικὸς I. 436 B. ἀλαζονικῶς I. 410 B.

ἀλαζὼν de arista vacua et inani II. 81 B. 158 F. 419 A. 581 F. 1117 D. 1118 D. 1124 F. τετυφώμενος, ἀλάζων, ὑπερήφανος deinceps quis sit Callicratid. Stob. 485. Aristid. II. 367 bis. 373. 377.

ἀλαθέως Lac. II. 211 C.

ἄλαλα πολέμου θυγατὴρ II. 483 D. 706 D. ἀλαλαὶ leg. II. 417 C.

ἀλάλαγμα I. 432 F.

ἀλάλαγμος II. 201 E. 564 B. 610 C. 706 A. I. 29 C. 83 B. 344 A. 393 F. 403 F. 460 D. 461 F. 679 A. 786 A. 841 C. 978 E. 992 C. 998 E. 1003 C. 1037 A. C. 1040 D.

ἀλαλάζω quare A habeat II. 738 C.—II. 198 E. 944 B. 1093 C. I. 101 E. 341 C. 371 B. fugiens 510 F. 514 A. 667 E. 1004 D.—in acclamatione auditorii II. 46 B.

Ἀλαλκομένιος mensis Bœotiorum I. 332 A.

ἄλαλος—ἀλάλου καὶ κακοῦ πνεύματος πλήρης II. 438 B.

ἀλαμπὴς vita II. 413 B. Himer. 526.—Simpl. II. 736. 922 A. 930 E. 933 F. 940 E. I. 741 F. 742 C. Himer. 800.

ἀλάομαι I. 381 D. II. 1116 A. Dio Chr. 555 C.

ἅλας nom. sing. Sal. II. 668 E.

ἀλαστὸς ἀγὼν II. 347 B.

ἀλάστωρ unde dictus II. 297 A. ubi v. not.

ἀλγεινὸς II. 46 E. 1026 D. 1088 C. 1091 A. D. βίος 238 A.

ἀλγέω II. 46 F. 60 B. 66 B. E. 74 D. 102 C. 118 C. 170 E. 235 F. 241 E. 996 F. 1088 C. 1091 B. 1123 A. I. 804 D. 814 F. 1007 B. 1048 E. ὅπου τις ἀλγεῖ κεῖσε καὶ τὴν χεῖρ' ἔχει Amphis citat. M. S. ad Lucian. T. I. p. 821. Stob. Grot. 417. Schott. Prov. Metr. 741. ἀλγοῦντος ὑπεξαίρεσις ἀλγύνοντος scribit Sext. Empir. Ma IX. 169.

ἀληθίζω f. leg. -ζομαι I. 230 B.

ἀληθῶς II. 607 C. 1106 A. ὡς ἀλ. II. 21 D. 37 E. 68 F. 124 B. 126 A. 136 D. 170 D. Plato 648 D.

ἄληπτος res vix perveſtigabilis II. 700 B. 701 A. 1118 D. I. 531 A. 554 C. 576 B. 589 A. 562 E. II. 181 C.

ἄληστος II. 297 A. 418 B. Phil. Jud. Euſ. P. E. VIII. 384 A.

ἁλίας navis piſcatoria II. 981 D. I. 83 A. 244 E. 245 D. 429 D. 539 C. 660 E. ter. 661 D. bis. 929 A. Numen Euſ. P. E. XI. 543 C.

ἄλιβας II. 736 A. 956 A.

ἁλιγενὴς II. 684 E.

ἁλιεία I. 245 E.

ἁλιεὺς I. 929 A. Piſcis II. 978 D.

ἁλιευτικὸς II. 204 D.

ἁλιεύω II. 965 B. I. 929 A.

Ἀλίζονος (ὅσον ὕδωρ κατ') verſ. Poët. II. 515 D.

ἁλίμενος I. 212 A. 897 A. 1031 C. Plato 596 B. Ariſtid. I. 520.

ἄλιμος cibus Epimenidis II. 157 D. Caſaub. Ath. II. 18. Plin. XXII. 33. Porph. Abſt. IV. 20. Vit. Pyth. 34.

Ἁλιμούσιος δῆμος Attic. I. 480 D.

ἁλινδέω. -μαι Equus II. 396 E.

ἀλίπεδος Ariſtid. I. 132. f. 233. pro ἄπεδον.

ἄλις cum gen. II. 699 D. 423 A. ἀλλὰ τούτων μὲν ἄλις II. 978 B. νοσοῦσ' ἐγὼ Prov. Valcken. Eur. Ph. p. 580.

ἁλίσκω—ἐὰν ἁλῷ θανάτου II. 552 D. ἁλίσκομαι (ὑπὸ μέθης) II. 650 A. 661 B. 705 D.—ψεύδεσι II. 672 E. ἁλῶναι τὴν σωτήριαν ἅλωσαν ὑπό τινος II. 800 C. ἑάλω in judicio II. 833 A. 836 A. I. 100 D. 172 E. Luna umbra terræ II. 923 B. 932 D. 145 D.—προδοσίας cum διώκω I. 28 B. —δίκην I. 54 E. ἅλωσιν I. 70 D.—ἡλωκὼς I. 89 A. 394 D. 793 A. 934 A.—ἁλούς τινος I. 87 E. paſſ. urbs I. 131 E. 132 F. 138 C. 140 A. 144 B. 147 B. 149 A. ἁλοὺς ἐπὶ κακοῖς ἔργοις I. 164 E. Urbs dedit ſpem ὡς ἁλωσομένην I. 171 D.—ποιῶν τι I. 173 D.—ἁλίσκομαι ſc. judicio I. 335 B. 649 B. 861 D. II. 221 C.—κλοπῆς I. 491 D. ἁλοὺς δώρων I. 542 A. ſimil. Plato 685 B. 688 B. F. 691

A. ſimpl. extra judicium convinci I. 647 C. ἡλώκει ἔκτα 'γραφὰς I. 753 B. ἧλω in judicio I. 783 B. mox ἥλωσαν —τινος I. 335 A. ἁλώῃ I. 938 E. Paſſ. dicitur II. 2 C. ἑαλώκασι *capti ſunt* II. 36 B. ἁλῶναι ſubint. ὑπ' ὀργῆς II. 31 A. ἁλίσκομαι ἂν deprehendor quid eſſe II. 52 A. Sim. 153 A. 213 E. Simpl. *capior* II. 52 B. 177 E. 195 F. 196 B. 197 E. 207 D. 223 D. 237 E.—μένον ῥᾳδίως οὐχ αἱρετέον II. 94 E. -μαι morbo II. 127 E. ἁλόντων ζώντων II. 169 A.

ἀλιτενὴς Weſſel. Diod. S. I. p. 211.

ἀλιτέω—ἠλιτώμενος II. 358 D. Hom. Il. Υ. 120. An f. reſtituendum Ariſtoteli ap. Gell. VII. 6. ἀλιτωμένων pro ἀτελῆ ζώων. Philo Jud. 884 E. Euſtath. 1175, 38.

ἀλιτήριος II. 297 A. ubi v. nott.

ἀλιτηριώδης ποινὴ II. 1101 C. Plato 652 B.

ἀλκὴ I. 3 B. 108 A. 113 E. 115 C. 136 E. 150 D. 175 F. 199 A. 266 C. 327 B. 329 E. 372 D. 373 B. 385 A. 387 A. 397 A. 403 B. 510 D. 461 C. 481 D. 559 A. 554 E. 571 E. 575 A. 729 B. 822 D. 936 B. 954 C. 967 D. 971 D. 987 E. 1031 C. II. 965 F. 991 E. 1049 A. πρὸς ἀλκὴν τρέπεσθαι I. 362 A. 812 E. 912 F. 931 C. 1042 B. Exercitus I. 659 D. f. 666 F. navis πρὸς ἀλκὴν *bellica* I. 944 C.

ἄλκιμος I. 382 C. 539 D. II. 228 A. jucundum vinum II. 669 B.

ἀλκύων avis II. 126 C. 982 F.

ἀλλὰ pro ἀλλ' ἢ *quam* II. 96 D. 283 A. 286 E. 362 A. 374 C. 488 A. (Meleager LXXI. Anthol. Brunck. T. I.) Plato 598 E. Joh. Chryſ. de Provid. T. I. 736 C.—ſimiliter pro ἢ II. 963 E. Homer. Il. π'. 62. ἀλλὰ pro γὰρ ab initio explicandæ narrationis II. 339 B. poſt neg. conſtruct. impedita II. 359 D. poſt parentheſin inſtaurat orationem, ut *igitur* II. 564 C. omiſſum II. 564 B. ἀλλ' οὐ γὰρ reſponſio interrogationis quæ fiebat per γὰρ II. 612 F. ἀλλὰ δέχομαι aſſenſus ab initio reſponſioni II. 621 B. ἀλλὰ objectio quam ipſe ſibi facit loquens, cuique reſpondet per μὲν οὖν II. 644 C. 952 E. objectio cui ipſe loquens reſpondet per εὖ γε ποιῶν II. 649

D. ἀλλ' ὅρα εἰ μὴ II. 660 A. Objectio cui ipse sibi dicens respondet per καὶ γὰρ II. 663 C. Ἀλλ' ὅρα πῶς ἔχεις εὑρεσιλογίας πρὸς τὸ II. 682 B. ἀλλὰ καὶ ὅλως II. 685 E. ἀλλὰ οὗτος μὲν ille vero II. 710 D. ἀλλ' ὅρα μὴ II. 719 A. 722 E. ἀλλ' ὁρῶ ab initio periodi II. 735 C. ἀλλὰ—ἀλλὰ II. 757 A. 110 D. 112 C. 177 B. Epict. Diss. p. 663. Aristid. I. 196.—pro δὲ post μὲν II. 757 A. ἀλλ' ἢ—οὐδὲν ἀλλ' ἢ II. 123 D. 811 B. 1072 B. I. 16 A. 25 F. 104 D. Dio Chr. XXIII. 269 B. non cepit Reisk. Hoc ab ἄλλος repetendum Bergl. Ar. Pl. 1173.—τὰ δ' ἄλλα *ceterum* adv. II. 814 E. ἀλλὰ—καὶ objectio—responsio II. 979 D. ἀλλὰ μὴν II. 98 B. 99 A. 152 C. E. 153 C. 162 C. 177 D. 192 B. 208 D. 233 A. B. 1074 C.—εἰ δὲ καὶ ἄλλο μηδὲν, ἀλλὰ tamen II. 1086 C. Inductio objicientis II. 1122 F. οὐδενὸς—ἀλλὰ pro ἀλλ' ἢ—*nisi* I. 13 F. 1018 C. οὐκ—ἀλλ' ἢ I. 27 A.—ἀλλ' οὐ μόνον—ἀλλὰ καὶ II. 419 A. εἰ δὲ μὴ—ἀλλά γε II. 437 D. οὐκ ἄλλος ἀλλὰ οὗτος pro ἢ Pausan. p. 869. II. 374 C. ἀλλὰ μὴν pro καὶ II. 1135 C. ἀλλὰ μὴν καὶ II. 1135 E. 1136 E. 1140 F. 1142 C. 1144 B. ἀλλ' οὖν II. 1140 D. instaur. orat. post digress. I. 1062 E.—ἀλλὰ γὰρ ubi γὰρ abund. II. 120 B. 1131 B. 1146 D. I. 458 E. 622 D. 733 D. ἀλλ' ἢ pro ἀλλὰ I. 224 A. ἀλλὰ νῦν γε nunc saltem I. 237 F. ἀλλ' ἢ pro ἄλλο ἢ I. 255 D. ἀλλὰ *tamen* I. 256 D. ἀλλὰ pro δὲ post μὲν I. 471 B. δὴ I. 548 D. οὐδὲν ἀλλ' ἢ τοσοῦτον I. 701 D. ἄλλων καθαρμῶν f. μεγάλων I. 823 F. εἰ μηδὲν—ἀλλὰ *saltem* I. 1012 F. 1060 F. leg. ἅμα I. 1014 D.—ἀλλ' οἱ μὲν—οἱ δὲ Μαριανοὶ abund. fere I. 710 F. simile quid in Julian. Or. I. 27 D. Vid. Bibl. Crit. Vol. III. p. ii. p. 32. Transpos. τὸ αἰσχρὸν—ἀλλὰ μὴ τὸν θάνατον pro μὴ τὸν θάνατον ἀλλὰ τὸ αἰσχρὸν II. 30 E. ἀλλ' ὃ καταγελαστότατόν ἐστι II. 38 F. Transp. οὐ φευκτέον—ἀλλ' ἀκουστέον—ἀλλὰ μὴ ὥσπερ abund. fere II. 43 E. ἀλλὰ μὴ conjunctim. ὁμοιοπαθεῖν ἀλλὰ μὴ περιφρονεῖν pro μὴ περιφ. ἀλλὰ ὁμ. II. 72 B. ἀλλ' οἴει συ—εἰ μὴ responsio ironica II. 109 F.—ἀλλ' ἴσως in object. II. 119 E. ἀλλ',—οὐκοῦν obj. resp. II. 119 F. ἀλλὰ ταῦτα μὲν transit. II. 131 B. ἀλλ' ἢ—ἀποκρινάμενος ὑπερήφανον οὐδὲν ἀλλ' ἢ μόνον κελεύσας κρόμμυα ἐσθίειν II. 153 E. sim. 161 B. ἀλλ' εἰ—ἄλλα II.

168 A.—ὄψε μὲν ἀμφότεροι, ἀλλὰ νοῦν ἐσχήκαμεν II. 185 C. ἀλλ' οὐδὲ abund. Sic fere Dio Chr. 665 C.—ἀλλ' οὐδὲ μιᾶς 666 B. ἀλλὰ μηδὲ—ἀλλ' ὅμως II. 239 F. 240 A.—εἰ καὶ μὴ—ἀλλ' οὖν ut ita leg. Jambl. V. P. 21. ubi errat Kuſter. ἀλλ' ἦ. Nonne? ab initio orationis Dio Chr. XII. 193 C. f. reſtituendum XXX. 299 D. ἀλλ' εἰ μὴ abund. ἀλλὰ, pro ἀλλὰ μόνον τούτοις ἃ ἂν Dio Chr. LXXX. 668 B. Duæ interrogationes—ἀλλὰ δῆτα οὐ χρὴ—ἀλλ' αἰσχρὸν δὴ Plato 654 A.—ἀλλ' ἢ pro ἀλλὰ οὐδὲν ἢ ſi vera lect. Ariſtid. I. 111. Reiſk. citat Diod. Sicul. I. 568, 80.—εἰ ἄρα ἀλλὰ τῷ χρόνῳ ἀνύσειε ſi forte tempore ſaltem perficeret Ariſtid. I. 318. ἀλλὰ μὴν pro δὲ poſt μὲν Iſocrat. 190. ed. 8. Pariſ.

ἀλλαγὴ II. 166 D. 771 C. Plato 651 C. 610 E. Caſaub. Theophr. Char. 18. p. 195. ed. Fiſch. ἔτειος Eur. Fr. Dan. I. ap. Muſgr. et Valck. D. p. 6. Sic Polyb. VI. 47. cum ἀπαλλαγὴ I. 471 E.

ἀλλαντοπώλης Ariſtid. II. 298.

ἀλλάττω II. 761 B. I. 300 D. 313 A. 342 D. 922 A. f. corrupt. II. 1071 D. 212 A. Plato 610 E. πόνῳ πόνον II. 496 E. veſtes II. 691 E. I. 557 A. 647 C. verſum corrigere II. 756 C. ἀλλάσσει φύσις πάντα II. 998 C. merces ἀλλάττεσθαι Plato 676 C. bis F. γνώμην I. 75 B. βίον γυναικῶν aſſumere Clearch. Athen. 515 F. Sim. Ariſtid. I. 262. ἀλλακτέον ἕτερον βίον II. 53 A. ἀλλάττεσθαί τί τινος II. 236 A. Plato 651 C. Himer. 594. Philomath. II.

ἀλλαχῆ II. 430 D. 1054 C.

ἀλλαχόθεν—ἄλλος II. 1086 D. 1129 E. I. 29 C. 433 F. 539 F. 993 C. alia de cauſſa f. Porph. A. III. 20.

ἀλλαχόθι—εἰ ἀλλαχόθι που κἀνταῦθα II. 431 A.—I. 428 C. 518 F. 1013 A. II. 20 D. E.

ἀλλαχοῦ II. 107 D. 433 F. 859 B.

ἄλλη. ἄλλος II. 99 C. I. 364 C.

ἀλληγορέω τι II. 363 D. 996 D. Vit. Hom. §. 96. Euſeb. P. E. VII. 310 D.

ἀλληγορία comparatio in Poëſ. II. 409 D. Rhet. Vit. Hom. §. 70. ὑπόνοια Interp. poët. II. 19 E.

ἀλληγορικῶς Vit. Hom. §. 102.

ἄλληλος I. 100 F. II. 115 F. 136 B.C. 139 C.E. 140 E. 143 A.D. 147 E.F. 148 A.B. 155 E. 156 C.D.E. 157 C. 158 C.E. 159 D. bis. 175 E. 179 C. 197 C. 214 A. 215 C. 218 D. 221 B. 222 D. 226 B. 232 C. 233 E. πρὸς ἄλληλα καθ' ἡδονὴν τρέπονται animalia II. 637 B. tres priores fratres ἀλλήλων abund. I. 12 C. πρὸς ἀλλ. βλέπειν I. 991 C. 1011 D. ἀλλήλους φθονεῖν νομίζοντες ita leg. pro dativ. -οις alter alterum fibi videre putans I. 1023 F. πρὸς ἄλληλα καὶ πρὸς αὐτὰ σκοπεῖν τὰ πάθη II. 83 E. δι' ἀλλήλων funt convivia mutua I. 564 E. Porph. Abft. II. 40. κατ' ἀλλήλων quid ponere I. 641 A. fim. II. 74 C. πίπτειν I. 684 F. ἀλλήλους [πρὸς] τρέπεσθαι aggredi fe invicem I. 867 B. del. ortum a feq. ἀδήλως I. 869 E. παρ' ἀλλήλους II. 226 B. ἀλλήλων ἄλλα diverfa a fe invicem Plato 701 G.

ἀλληλοφαγία II. 996 B. ἀλληλοκτονία Ep. Hippocr. XX. p. 22 C. Porph. Abft. I. 23. Plato 698 C.

ἀλληλοφυὴς II. 908 E.

ἀλλόγνως σαρκῶν χιτῶν Empedocl. II. 998 C.

ἀλλοδαπὸς II. 37 E. 438 C. 601 A. 977 D. I. 568 E. 573 E. 595 B. 800 B.

ἀλλοδημία Plato 691 C.

ἀλλοινία potatio varii vini II. 661 C.

ἀλλοῖος fio, muto fententiam I. 1002 F. Plato 645 G. Ariftid. I. 338. II. 122. 137.

ἀλλοιόω—II. 437 E. 663 B. 963 E. 995 B. 1025 C. I. 963 D. -οῦσθαι II. 591 D. I. 505 E. 1037 D. Heraclid. Athen. 624 C. Plato 668 C.D.

ἀλλοίωσις II. 883 D. 884 D. 953 E. 1122 F. 1143 B. Rhet. fchema Vit. Hom. 41. 48.

ἀλλοιωτὸς II. 882 C.

ἀλλόκοτος v. n. II. 149 B.

ἄλλομαι de duce II. 936 B. 937 A. in ignem I. 998 E. ab equo I. 563 C.

Ἀλλοπρόσαλλος Mars Hom. II. 737 B.

ἄλλος Simpl. II. 118 C. in malam partem judices ἄλλο τι γινώσκουσι *mortem* ftatuunt II. 187 D.—τί γὰρ γέγονε ἄλλο καινὸν fere abund. II. 507 E.—præteritus τῆς ἄλλης νυκτὸς

λου παρόντος ἄλλον νουθετεῖν II. 70 F.—ἄλλων ἰατρος, αὐτὸς ἕλκεσιν βρύων II. 71 F. 88 C. Greg. Naz. Or. I. 37 B.—τῶν ἄλλων hominibus Gen. confeq. II. 79 C. ἄλλος οὗτος eft amicus II. 93 E. Himer. 188.—οὐδέν ἐστιν ἄλλο πλὴν χρωμένων II. 93 E.—ἄλλον τρόπος ἄλλον ἐγείρει φρόντες ἀνθρώπων II. 95 A.—πρὸς αὐτὸν καὶ ἄλλον διεξιέναι τι II. 111 A. —μετὰ μουσουργῶν καὶ τῆς ἄλλης διαχύσεως II. 114 F.—τά τε ἄλλα—καὶ II. 150 B. 223 F.—Elliptice fupplend. ex anteced. II. 159 A.—ἄλλο τι λέγωμεν II. 162 B. τἄλλα II. 167 F. 141 F.—ἀλλὰ—ἄλλα II. 168 A.—οἱ ἄλλοι II. 148 C.—κατ' ἄλλο μὲν οὐδὲν ὅτι δὲ Procop. B. Perf. I. 274 D. Vandal. 352 D. Demofth. Rhod. Lib. 79 B. Arrian. Epict. Diff. IV. 9. p. 647. Synef. 202 C.—εἰ ἄλλοι pro οἱ ἄνθρωποι Dio Chr. XXXIII. 408 A. ἄλλοι μέν τινες leg. Caf. ἀλλ' οἱ Dio Chr. 618 D.—ἄλλο τι omiff. ἢ *Nonne? an aliud quam* Plat. Leg. II. 579 A. Charm. 244 E. ἄλλα ἕτερα Plato 625 D. Eurip. Oreft. 346. Suppl. 573. Plato 661 A.—ἄλλος fere abund. Plato 648 D. ἄλλον ἑτέρῳ fere pro ἄλλῳ Plato 651 C. fim. 668 C. fæpius 679 G. 682 F. 683 F. 701 D.—ἀντὶ ἑνὸς ἄλλου τινος *inftar unius* Ariftid. II. 97. Liban. I. 805 C. Achill. Tat. 490.—ἄλλο τι τοῦτ' ἂν εἴη Ariftid. II. 5.—ἐργάζεται ὥσπερ ἄλλο τι tanquam aliud agens agit Ariftid. II. 337.—ἄλλος ἂν ἦν λόγος Ariftid. I. 369. v. λόγος Sim. 378. ἀλλήλων ἄλλα diverfa a fe invicem Plato 701 G. conjung. Ariftid. II. 102.

ἄλλοτε Simpl. II. 126 B. 208 E. 218 B. 733 D. ἄλλως I. 47 A. 568 B. II. 79 E. 167 F. 601 E. 647 B. 795 C. 562 B. 947 B. 1045 C. πρὸς ἄλλον II. 95 A.

ἀλλοτριοπραγία reipublicæ tractatio dicitur a philofophis II. 57 D.

ἀλλότριος II. 51 D. 71 A. 90 E. 129 D. 1116 A. χώρα II. 27 D. ἀλλοτρία mihi eft mulier Philemon Cler. p. 298. καὶ οἰκεῖα res appetendæ et fugiendæ II. 126 C. 382 D. 600 D. 662 B. 688 C. 960 E. 961 B. 990 A. 997 E. 1038 B. 1091 D. E. 1096 E. 1106 D. I. 888 E. ἀλλότρια δειπνεῖν II. 707 E. Plaut. Perf. IV. 3, 4. Capt. I. 1, 9. Poen. III. 1, 31. Perf. I. 2, 6. III. 1, 9.

tati II. 390 A. I. 542 D. 572 B. T. H. Luc. 255.—temere, male I. 585. 694 F.—obiter II. 626 F. 872 E. —ἄλλως δὲ initio periodi continuatæ II. 638 D. ei opponitur ἀληθῶς II. 709 A.—perverſe I. 614 A.—μὲν ceteroquin I. 643 F.—I. 645 E.—τε πως f. ὅμως γε π. I. 811 D.—oberro I. 834 D. 914 F. Dio Chryſ. Or. VII. 99 A.—ὀνείρατα I. 861 D.—τε καὶ an *præſertim* an *ceteroquin?* I. 815 F. II. 164 E.—δέ πως I. 975 A. οὔτε ἄλλως cum adjectivo I. 1044 B.—μὲν οὖν *obiter* init. II. 68 C.—alioquin, *ſi aliter ſit* II. 88 E.—πολλὰ τῶν ἀναγκαίων ἄλλως δὲ φαύλων II. 91 B.—vinum bibere non ſitientem II. 132 D.—ἄλλως τε cum genit. conſeq. præſertim quum II. 151 A. δὲ μὴ II. 239 A. τε II. 223 B.—ἄλλως οὐκ ἔστιν εἰπεῖν II. 862 E.—non ad rem pertinens II. 855 B.—οὐκ ἦν res ſi non aliter habebat II. 863 B.—σκόπει δὲ ἄλλως II. 962 B.—ἄλλως alias II. 974 B. 981 F. —alio modo quocunque II. 168 C. 974 C.—alio modo, fere abund. II. 978 A.—alio tempore, ceterum II. 982 E.—οὔτε ἄλλως εὐμεταχείριστον ὄντα ſine antec. οὔτε II. 1012 B.—πρὸς ἄλλο ἄλλως ἔχειν II. 1114 C.—φιλοσόφως ἄλλως ἁπτόμενος δὲ cet. I. 24 B. 45 D. ἄλλως δὲ init. in cauſſa affirmanda I. 60 B. εἴτε—εἴτε δόξαν ἄλλως I. 103 E. —σχήματ' ἄλλως filii Eur. Erecth. fr. I. v. 32. Bergl. Ariſtoph. Nub. 1205. ὄχλος ἄλλως male tentat Taylor Demoſth. Falſ. Leg. Vol. IX. Reiſk. p. 360. Dio Chr. LV. 561 C.—ceteroquin I. 225 B. 557 C. 798 A. 799 A. II. 61 B. 203 A.—ceterum an *fruſtra* I. 423 D.—ceterum I. 450 A.—πονεῖν I. 537 B. fruſtra I. 576 D. ὄνομα Ariſtid. I. 542. II. 135. περιέρχεσθαι Ariſtid. II. 307. μὴ ἄλλως ποιεῖν Ariſtid. I. 413. 348.—ἄλλως μὲν—ἀεὶ δὲ Dio Chryſ. 440 A.—ἄλλως μάτην Dio Chryſ. VII. 124. in repetitione XXXII. 393 C. D.

ἅλμας ἐλαῖα II. 687 D.

ἅλμη II. 151 D. 974 C.

ἅλμυρις II. 248 D. 684 E. 801 A. I. 593 F. 732 D.

ἁλμυρὸς I. 549 C. 938 B. II. 137 A. 669 A. 670 E. 684 D. 688 B. 700 F. 706 D. 711 D. 897 A. 913 C. D. 916 F. 940 D. 998 A.—pulchritudo mulieris et δριμὺς

ἀλόφητος II. 1005 E. I. 187 E.

ἅμα pro σὺν II. 172 C. 229 A. 343 E. 590 B. 657 D. 699 C. E.F. 713 A. 775 D. 820 A. 1073 A. I. 60 C. 103 F. 130 A. 144 A.C. 147 A. 150 C. 656 C. Fere abund. II. 575 D. 965 C. 1073 A.B. Simpl. II. 65 E. ἅμα corrupt. I. 837 A. et ὁμοῦ jung. I. 898 C. ἅμα ἡμέρᾳ I. 195 A. 210 D. 211 F. 221 A. 312 D. 313 E. 332 A. 399 D. 401 E. 417 C. 438 A. 439 B. 525 A. 606 A. 628 C. 696 F. 470 E. 471 D. 497 B. 498 A. 507 D. 509. 540 C. 576 F. 632 D. 655 D. 710 A. 764 D. 815 A. 913 C. 936 C. 944 F. 951 A. 992 F. 1001 A. 1002 D. 1005 C. 1029 E. 1039 C. 1040 D. 1066 E. 371 A. 841 C. 868 D. 869. II. 124 C. 184 E. Dio Chr. 404 D.—ita leg. pro ἀλλὰ I. 387 A. cum particip. vid. ad II. 10 C. ἅμα καὶ ſimpl. II. 125 A. 145 F. 150 A. 156 D. 160 B. 162 B. ἅμα δὲ II. 146 E. 149 C. ἅμα—καὶ et οὐκ ἔφθη—καὶ II. 945 F. I. 177 F. 231 E. ἅμα πρόσω καὶ ὀπίσω II. 1035 D. ἅμα μὲν ἅμα δὲ I. 116 D. 245 B. 332 C. II. 238 A. ἅμα ἡλίῳ et ſim. Weſſel. Diod. Sic. I. 613. ἅμα ἕπεσθαι τῇ τύχῃ I. 184 A. ἅμα φάει I. 368 C. ἅμα—καὶ utrumque cum verbo I. 490 D. ἅμα τῇ νυκτὶ I. 501 A. ἅμα τῷ ἐλθεῖν I. 604 B. Simil. 806 B. ἅμα leg. pro ἄρα I. 651 C. 721 B. ἅμα νοήματι I. 685 E. ἅμα γέλωτι καὶ μετὰ παιδιᾶς I. 712 F. ἅμα τῷ πρῶτον ἐν Ῥώμῃ γενέσθαι I. 776 E. τὸ ἅμα II. 1081 D.

ἀμαθαίνω Plato 656 A. 593 F. 590 C. Ariſtid. II. 411. Zachar. Mityl. 224.

ἀμαθεία (f. aliud quam ἀμαθία) II. 676 E.

ἀμαθὴς ἡδονὴ vid. ad II. 258 E. ἀμαθὴς καὶ ἀπαίδευτος levis qui fortunam ferre neſcit II. 782 E. 992 A. ἀμαθὴς ῥώμη Eurip. Temenid. fr. XI. ἀμαθὴς δύναμις I. 909 E. ἀμαθὴς homo I. 874 A. II. 192 B. 205 B. 217 C. 231 D. Stoic. II. 25 C. ἀμαθὴς καὶ ἀναίσθητος ita cod. C. D. vulgo ἀπαθὴς II. 46 B. Dio Chr. 501 A. jung. σκληρόν. —II. 1058 B. I. 173 D.

ἀμαθία I. 599 A. 617 E. II. 28 D. 31 F. 43 D. 47 D. 72 A. 75 B. 82 E. 107 C. 145 C. cum putamus nos ſcire quod non ſcimus Plato Soph. 153 F. 589 H. 590

318 B. 573 C. 891 B. ἀμείβειν σχῆμα I. 308 C. ἀμείβεσθαι respondere I. 230 B. 766 D. bellum ἀμείβει μυρίας μορφὰς ἀγώνων I. 439 B.—ἀμείβεσθαι quem gratia vel donis I. 623 A. 625 D. 629 E. 769 F. 1017 C. ἀμείβεσθαι simpl. gratiam refero I. 690 B. τινα τινὸς I. 708 F.—respondeo cui I. 849 D. ἀμείβομαι salutatorem I. 1071 F.—sine casu *respondeo* II. 29 B. ἀμείβω prætereo Aristid. I. 113. ἀμείβεσθαι θεοὺς colere Aristid. I. 149.

ἀμειδὴς II. 477 E. 1130 E.

ἀμείλικτος II. 76 A. 610 A. 723 F.

ἀμείλιχος (f. ἀμείλικτος) II. 761 F. Solon I. 86 A.

ἀμεινίας II. 1124 C.

ἀμείνων II. 65 C. 107 A. 113 A. 152 C. 171 B. 184 C. 214 D. 209 F. 210 A. 226 A. ἄμεινον quid est sine altero comparato I. 1065 C. ἄμεινον oportet Plato 705 A. ἀμεινόνων αἵρεσις I. 1058 E. ἄμεινόν ἐστι oraculi formula II. 271 C. I. 448 C. Plato 642 B. οὐκ ἄμεινόν ἐστι II. 437 D. 824 C. Plato 605 B. οὔτε γὰρ δυνατὸν οὔτε ἄμεινον II. 443 C. ἄμεινον πράττειν II. 1106 B. οὐκ ἄμεινον ἦν cum inf. et interrog. II. 70 E. F. pro superlat. II. 112 C. ἄμεινον subaud. ἐστι II. 209 E. 224 A. 234 B. ἀμείνων homo II. 228 D.

ἄμειψις I. 328 A. 456 B. II. 978 E. Forum II. 297 F.—responsio II. 803 C.

ἀμέλγω I. 1022 F. II. 98 E. 956 D. 965 A. ἀμελγομένη αἲξ Dio Chrys. 651 C.

ἀμέλει II. 21 C. 45 B. 47 A. 71 E. 82 C. D. 127 A. 128 B. 150 E. 159 D. 176 C. 309 F. 686 E. 720 A. 1030 B. 1066 D. 1096 E. 1101 C. D. 1097 A. I. 194 C. 635 A. 743 A. 744 B. 926 A. 961 B. 598 C. init. addito καὶ II. 956 A. fine καὶ II. 957 D. F.

ἀμέλεια II. 59 E. 95 D. Plato 670 G. 671 B. 672 F. 681 E. 704 G. θεραπείας I. 907 A.

ἀμελέω I. 162 A. C. 847 D. 881 D. 1026 A. Plato 705 A. II. 15 A. 67 C. D. 89 C. 93 C. 95 D. 137 C. 729 D. Cum accusativo Musgr. Eurip. Ion. 448. Sic ὑπερφρονέω Œdip. fr. I. ἠμελημένον βαλανεῖον I. 842 B. ἀμελέω

ἀμετάστροφος Plato 693 F. 701 C.
ἀμετάτρεπτος I. 7 C. ἀμετάτροπος Orac. Porph. Euſ. P. E. VI. 339 D.
ἀμέτοχός τινος II. 877 F. bis.
ἀμετρία II. 66 D. 827 A. 893 A. 1014 F. I. 800 A. 928 A. 887 A.—ſermonis oppon. συμμετρίᾳ II. 6 D. confund. 108 E. 114 B. Conf. Diod. Sic. I. 12. fin. Weſſ. Euſeb. P. E. IX. fin. 458 D. Porphyr. Abſt. II. 4. Nepos Præf. fin. ed. Epaminond. 4, 6. Iſocrat. Panath. 414.—γαστρὸς II. 12 B.—et συμμετρία Plato 680 A.
ἄμετρος. -ως II. 1016 E. 136 A.—II. 429 A. I. 796 B. inſtrumentum Fragm. I. 1. Plato 698 F.—verſus II. 80 D.—nuncius Plato 700 A.
ἄμη. ἄμαις καὶ σκαφαῖς ἀρύσασθαι II. 963 C.
ἀμηγέπη vid. ad 71 F.
ἀμήνιτος II. 90 D. 413 D. 464 C. 491 F. 741 A. 825 D. repon. II. 167 D.
ἀμηνίτως II. 95 D. 809 E.
ἀμητὸς II. 1113 D.
ἀμηχανέω I. 381 E. 674 B. 829 D.
ἀμηχανία II. 118 E. 830 A. 991 C. I. 145.
ἀμήχανος II. 966 B. 993 D. 1090 D. 1098 E. 1103 C. 1106 A. I. 28 E. 70 B. 72 B. 132 B. 232 B. C. 323 E. 327 A.—paſſ. II. 971 F. I. 479 F. 559 A. 887 F. 979 D. 1011 B. 124 F. 767 D. 912 C. II. 95 C. 159 C. 160 D. Magnus I. 502 B. 650 C. 732 F. 981 A. II. 168 B. Plato 596 B. 701 E. Ariſtid. II. 330.
ἀμία piſcis II. 966 A. 977 A. (dictus ab ἅμα II. 980 A.) Caſ. Athen. 498, 19.
ἀμίαντος II. 383 B. I. 66 B. f. ἀμήνιτος I. 173 D. II. 395 E. I. 529 A. Plato 624 F.
ἀμιγὴς purus in laude II. 964 D.—II. 1023 C. 1091 E. 429 C. 430 D. 436 A. I. 307 D.
ἄμικτος II. vulg. 167 D. 426 D. 428 D. 679 A. B. 696 B. 702 B. 725 C. D. 955 B. 943 E. 964 F. 970 B. 980 D. 1078 B. 1112 C. 1124 E. I. 49 A. 355 F. 388 A. 530 C. 633 D. 656 E. 960 E. Ariſtid. 225.
ἅμιλλα quid ſit II. 487 B. 501 B. 628 A. 639 D. E. 681

ἄμμι Lacon. II. 225 B. Simpl. μ 238 A. B. ἄμμες I. 52 D. 53 B. [ἄμμιν Lac. I. 597 A.] ἀμὶν Lacon. II. 251 B.

ἀμμίσγων Empedocl. II. 917 C.

ἀμμὸς arena I. 177 D. 556 B. 558 E.

Ἄμμων. ἐξ Ἄμμωνος venire I. 704 F.

Ἀμμώνιοι T. Hemſterh. ad Lucian. p. 391.

ἀμνημόνευτος I. 139 E. Diog. Laert. 86.

ἀμνημονεύω II. 612 D. Lucian. T. II. p. 26. Menag. D. L. V. 72. p. 220. ἀπιστεύω Dio Chr. V. 82 C.

ἀμνημονέω II. 705 B. 743 B. I. 324 E. 512 B. 872 F. Ariſtid. II. 209. 262.—in iis quæ non habent α priv. utraque forma Diotog. Stob. 330, 18. τὸ ἀγεμονοῦν ὑπὸ τοῦ ἀγεμονεύοντος—f. -εῦντος—ἡγεμονεύω Numen. Euſ. P. E. XI. 537 D. Plotin. Euſ. P. E. XV. 829 D. Upton. Ind. Epict. Plat. Leg. I. 567 G. Coray Hippocr. II. p. 209. Plotin. 229 E. 231 A. 234 C. εἰρηνεῖν Suid. v.

ἀμνήμων I. 433 B. Magiſtratus Cnidi II. 292 A.

ἀμνηστία II. 612 D. 714 D. 1129 A. I. 351 F. 740 B. 882 C. 992 E.—pſephiſma ejus Athenis II. 814 B. decretum I. 922 A.

ἀμοιβαῖος—ἀμοιβαῖα in tragœd. I. 565 A. 645 A.—πῶλος in ſpectaculis τι vid. R. Dio Chr. 607 C.—ἀμοιβαῖα beneficia Ariſtid. I. 470.—colloquia forte Ariſtid. II. 194. 276.

ἀμοιβὴ—Diis ſolvitur II. 935 C. 1146 C. Porph. Abſt. II. 12. 24. Plato 576 A. 327 G.—I. 10 E. 44 D. 344 C. 356 A. 387 D. 396 D. 427 C. 920 C. 926 C. II. 23 E. 108 F. 205 A. 226 C. 406 B.—Curruum in R. imp. ſtationes veredariæ I. 1056 C.—pecuniæ I. 492 C. differt a χάρις Dio Chr. 474 B. jung. cum ib. 646 D. ita leg. pro ὁμοίας.

ἀμοιρέω I. 52 C. 545 B. 677 E. II. 8 A. 44 E. 53 E. 242 F. 703 A. 875 E. 960 C. 1013 B. 1092 F.

ἄμοιρος I. 159 B. 682 A. B. II. 171 A. 611 C. 664 A. 683 A. D. 744 E. 989 D. 992 C. 1015 A. 1086 B. 1104 E. Plato 702 F. ἄμοιρος ἄπαις ἀνώνυμος Plato 662 B.

P. E. XIV. 731 B. leg. ἂν αἰτίᾳ.—cum inf. perf. δεδοικέναι ἂν Dio Chr. VII. 103 A.—inf. præf. Plato 639 B.

ἀνὰ τὴν πόλιν I. 69 C. ἀνὰ τὰ ὄρη 150 C. ἀνὰ μέσον Menand. II. 103 E. Antiphan. ap. Grammaticum a Ruhnkenio e cod. Sangerm. defcriptum cujus excerpta exftant in Koppiers Obf. p. 7.—ἀνὰ χεῖρα res II. 614 A. 920 B. 1123 D.—στόμα II. 676 E.

ἄνω in ἀνακύπτειν nil fignificat II. 695 A.—λόγον II. 1001 C. —in numero I. 46 B. 755 C. 767 B.—πᾶν ἔτος I. 167 E.— in loco I. 365 A. 373 A. 728 A.—ἀνὰ κράτος I. 370 E. —μέρος I. 414 C. 423 C. 485 E.—colles fugere I. 449 E. —ἀγυιὰς I. 975 D.—vis apparet in I. 494 E. bellum non πεπαῦσθαι fed ἀναπεπαῦσθαι—fluvium πλεῖν I. 927 A.

ἀναβάδην vid. ad II. 336 C.

ἀναβαθμὸς Paufan. 409. 430.

ἀναβαίνω—in currum II. 50 D. in concionem II. 803 D. ad magiftratum I. 99 B.—in navem f. ἐμβ. I. 631 A. in academiam II. 1126 C.—I. 294 A. B. 437 D. 891 E. 1012 B. 1015 B. 1022 D. II. 185 E.—I. 940 A. D. E. —in ærarium I. 767 C. βῆμα 779 F.—e Piræo I. 858 E.—in urbem I. 640 A.—ἐφ' ἵππου II. 196 A. 204 E.— εἰς τὸ Καπετώλιον II. 296 F.—ἐπὶ τὸ βῆμα II. 207 A.—navem I. 171 C.—I. 186 B. II. 236 D. 234 C. 196 C.— ἀναβαίνει ἔργον furgit opus ædificii I. 159 C.—in templum I. 803 B.—ad magiftratus honores I. 157 A.—ad tyrannum I. 237 F.—ἀναβὰς orator I. 314 B. 766 D. 833 A.—ad Ammonis oraculum I. 444 F. 447 F.—Romam I. 517 B. 519 B.—viam I. 631 D. 632 F.

ἀναβακχεύω I. 564 F. 926 E.

ἀναβάλλω I. 120 E. Med. *vocem* I. 269 C.—ἀναβάλλομαι veftem I. 352 C. Caf. Athen. 53, 54.—ἀναβάλλομαι *differo* I. 419 C. 534 A. 642 D. 738 A. 1063 B. 1074 A. 773 D. II. 125 B. 238 C.—ἀναβάλλω *differo* I. 616 B. —ἀναβάλλεσθαι in equum I. 587 D.—ἀναβάλλομαι χρήματα differo pecunias accipere I. 755 D.—f. leg. ἀναβαλεῖν (quem in alium equum) pro ἀναλαβεῖν I. 1015 F. ἀναβάλλομαι quem I. 940 E.—ἀναβεβλημένον μέλος Dio Chryf. I. 1, 4.—ἀναβάλλομαι canere Himer. 432.

B. 651 E. 675 A. 677 D. 722 E. 638 E. 745 C. 758 A. 770 D. bis. 772 D. 851 A. 860 E. 918 A. B. 920 E. 963 F. 1063 C. 100 A. 180 D. 142 C. 202 F. 205 F. 206 B. 207 B. 210 C. D. F. 212 C. 213 A. 217 D. 218 A. 221 B. 229 F. locum poetæ corrigere II. 31 D. ejus utilitas ad ſanitatem II. 130 C. D. f. idem ac *declamare* Ariſtid. I. 281. 328.—ἀναγινώσκω τι μόνον οὐκ II. 626 A.—Grammatice de V. L. II. 415 D. 675 A. 938 D.—οἱ ἀναγινώσκοντες qui philoſophos legunt I. 664 E.

ἀναγκάζω Simpl. II. 70 C. 81 E. 96 D. 112 E. 115 D. 123 D. 125 A. E. 127 C. D. 172 F. 175 A. 182 C. 194 B. 199 E. 202 D. 204 C. 237 E. I. 937 B. ἠναγκασμένον βέλος extenſum I. 558 B.

ἀναγκαῖος cum καλὸς II. 653 B. I. 333 F. 336 D. 664 C. —opp. περιττῷ I. 346 F. II. 155 D. 159 E.—χρησίμῳ I. 346 F. 347 A. 354 B. 361 A.—non optimum ſed propter neceſſitatem quæſitum II. 243 E. 460 B. I. 116 D. II. 416 C. 1006 B. C. ἀναγκαίως τι προσλαβεῖν diſſerendo II. 436 E.—ἆθλοι (ut ap. Jul. Or. I.) II. 595 D. 793 E. F.—utile 610 F. ἀναγκαῖος ἀγὼν milit. I. 357 D. —cognatus I. 403 C. τὰ ἀναγκαῖα in doctrina, *præcipua* I. 523 F. ἀναγκαία δίαιτα I. 940 D.—ἀναγκαίως et προθύμως oppon. I. 545 C. Sim. II. 50 B. ἀναγκαίοις ὁρμοῖς προσίσχω I. 659 C.—quantum ſatis eſt I. 661 E. —ἀναγκαῖα cui nunciare I. 692 E.—ἀναγκαίοις οὐκ ἀναγκαῖα addere I. 722 A. Sim. II. 135 A.—ἀναγκαῖα ἀνδρεῖα I. 762 F.—πολλῶν μηδ' ἀναγκαίων I. 846 D.—οὐκ ἀναγκαίας καὶ ἀδίκου I. 857 C.—ἀναγκαία βρῶσις I. 912 C. —ἀναγκαίαν διατριβὴν ἔχω in loco I. 985 B.—καὶ χρήσιμος II. 22 C.—fere utilis II. 39 A. 42 E. 48 A.—Amicitia tria quærit, τὴν ἀρετὴν ὡς καλὸν, τὴν συνήθειαν ὡς ἡδὺ, τὴν χρείαν ὡς ἀναγκαῖον II. 94 B.—τὰ ἀναγκαῖα II. 91 B. 81 F. 184 E.—opp. ἡδεῖ vid. ad II. 124 D. E.—Simpl. II. 124 A. 194 C.—τὰ ἀναγκαῖα res utiles II. 156 B.—ἀναγκαῖον μάθημα et ἀναγκαῖα qualia ſint Plato 639 F. G. H. 696 D. F.—utilis, neceſſarius ad vitam II. 116 C. 121 E.—τὸ ἀναγκαῖον ἡδὺ ποιεῖν II. 685 A. 124 E.—ἀναγκαίων ἀφθονία

—sanguinem evomo I. 819 B.—rem auditam εἰς γνώμας I. 849 C.—ἀρχὴν γένους εἰς τινα I. 861 B.—ἀνάγω ἐμαυτὸν ταῖς ἐλπίσιν I. 952 E.—τι εἰς τι erigo I. 988 F.—ἀνάγει me quid περαιτέρω τόλμης I. 1056 C.—plebem in urbem pro συνάγω Dio Chr. 517 D.—ἄγομαι εἰς θεῶν τιμὰς II. 229 F. Eunap. 66.—ἄγεται πάντα ἐπί τι omnia ad hoc ut caussam referuntur II. 32 D.—ἀνάγω quem, proveho ad honores I. 71 C.—ædificium ab initio ad finem I. 104 F. 145 C.—τινα ἐπὶ λόγον I. 117 E. τὸν λόγον ἐπ' ἀρχὴν Plato 565 G.—εἰς τίνα possessionem vendico, reclamo, redhibeo Plato 676 B. E. (ἀναγωγὴ ib. D. bis.)—Deo donum Aristid. I. 1.—ταῦτα ἡμῖν ἐς τοσοῦτον ἀνήχθω τοῦ λόγου Aristid. I. 119.—τι σεμνῶς extollo quid laudibus id. II. 394.—χορούς et sim. id. I. 46. 55. 331. II. 101.—quem ad honoris I. 435 E. 481 E.—τι ἐπί τι computo I. 490 F. simil. 504 A. 333 E.—captivam I. 499 C. 500 F. 511 A. 582 E. 638 C. 671 A. 834 A. 999 D. Xen. H. Gr. II. 4, 5. III. 3, 11. Polyb. T. III. p. 141. ed. Ern. conf. glossar. II. 70 C.—τεῖχος I. 534 D.—fessam I. 618 B.

ἀναγωγὴ—ἐπί τι Arithm. II. 1020 D.—relatio ad auctorem II. 1122 A.—βίου f. ἀγωγὴ Jambl. V. P. 100.—solutio e portu Jambl. V. P. 257. Aristid. I. 22 bis.—possessionis vindicatio Plato 676 D. E. bis.—relatio inter Deos II. 293 C. Eunap. 66.

ἀναγωγία II. 37 D. 800 D. 1065 C. I. 233 A.

ἀνάγωγος II. 46 B. 140 B. 147 F. 612 C. 767 E. 1008 C. 1127 C. I. 591 B. 744 E.

ἀναγώνιστον ex emend. conjung. cum ἀκίνδυνον II. 25 D. I. 598 C. Thuc. IV. 92. fin. Wass. Duk. I. 910 C.—Activ. qui certare nequit Herophilus ap. Sext. Emped. Matth. XI. 50. Plato 649 D.

ἀναδασμὸς II. 226 B. 1059 B. I. 44 A. 76 D. 87 B. 801 B. 828 C. 845 A. 974 E. 979 C. Pausan. 140. 382. Plato 500 D. 588 D. Dav. Ruhnken. Tim. p. 33.

ἀνάδαστος—γενέσθαι ἐκ θεμελίων II. 654 A. Dav. Ruhnken. Tim. p. 33.—I. 133 A. Jambl. V. P. 262. Dio Chr. 463 A. B.

E. ἀναδίδοναι et καταπίπτειν II. 80 A. 153 F. 663 A. —tradere ad induendum ut ἀναλαβεῖν II. 241 F.—cadaver vermes I. 824 A.—odorem II. 645 E. 918 B. differri I. 116 A. bis.—Paff. editur fonus II. 664 D.—τοὺς ἀναδιδόντας περὶ ἰχθυοπωλίαν II. 668 A.—mare auras II. 669 C. 928 C. I. 249 A.—terra aquam II. 676 B.—aquam in plantas II. 912 F.—terra fructus II. 131 F. 913 A. 957 F. 987 A. B. 991 E. 1077 B. I. 135 E. 983 C.—Aër fulgura II. 427 C. 954 E.—populus famam acceptam I. 268 D.—affectus vitium I. 220 E.—cui quid I. 322 F. ἕλος auram I. 427 B.—terra quid I. 468 D. 576 D. II. 38 C.—ψῆφον plebi I. 829 E.—libellum fupplicem I. 909 C. Epiftolam opp. ἀποδίδωμι Hippocrat. Ep. XV. init.—corpus calorem II. 100 B.—fructum II. 138 D.

ἀνάδοσις cibi II. 654 A. 912 D. 133 F. Porph. Abft. I. 45. 46.—lectionis quafi *concoctio* I. 153 A. aëris II. 31 E.

ἀνάδοχος fponfor I. 965 D. 966 C.

ἀνάδυσις militiæ detractatio I. 490 D.

ἀναδύω II. 399 D.—I. 650 B.—II. 368 D. 714 D. 719 E. I. 131 E. II. 657 D. 804 A.—I. 346 C. Activ. 448 D. 527 E. 574 D. 630 D. 828 E. 879 E. 1063 A. II. 80 C. τινὶ f. ἐνδύομαι II. 415 B.—e loco abdo I. 546 E. —τὸν σχηματισμὸν I. 1050 A. Med. occulto me II. 733 B.—ἀναδύομαι II. 819 B. 856 C. 863 C. 961 E. I. 3 D. 365 A.—ἐκ γῆς II. 910 B.—II. 982 C. I. 262 C. —fluvii ἀνέδυσαν f. exaruerunt I. 6 C.

ἀναδωδωναῖος II. 31 E.

ἀναζευγνύω et -υμι II. 182 B. 183 F. 191 A. 211 B. 346 D. 749 C. I. 228 C. 231 E. 261 C. 263 D. 270 F. 286 D. 294 D. 312 D. 313 F. 368 C. 403 C. 418 F. 461 C. D. 471 C. 549 A. 578 D. 584 E. 586 C. 589 E. 604 C. 613 F. 615 C. 641 A. 655 D. 690 E. 728 E. 786 A. 802 A. 812 C. 814 A. 816 E. 826 B. 900 B. 902 B. 934 E. 938 C. 954 B. 999 B. 1024 A. 1045 D. 1049 A. 1070 C.

ἀνάζευξις II. 502 F. I. 228 D. 608 B.

ἀνακηρύττω I. 61 C. II. 230 D.

ἀνακινέω II. 1000 E. I. 494 E. 626 E. 862 F. Ariſtid. I. 420. 497.

ἀνακίνησις Plato 603 D.

ἀνακλαίω—ἀνακλαίεσθαι πρός τινα II. 566 E. Sim. Ariſtid. I. 512.—II. 766 A. I. 298 A. 770 B. 836 B. 858 A. 884 F.—I. 380 B. 682 A. 945 E.

ἀνάκλασις II. 248 C. 396 A. 400 B. 407 E. 409 D. 521 C. 765 E. F. 890 A. B. 893 B. 894 E. 929 D. F. 930 A. B. C. D. 931 B. 934 D. 936 B. C. D. F. 937 A. B. C. 938 E. I. 1037 A.

ἀνάκλαστος Grammat. II. 1011 D.

ἀνακλάω mentem in quid II. 359 A.—lucem f. pro ἀντακλᾷ II. 696 A. 728 A. 892 E. 894 B. C. 901 F. 936 B. C. 937 A. 920 A. C. 930 B. 88 D.—cervicem hoſtiæ II. 998 E.—caudam pavo Dio Chr. XII. 194 A.

ἀνάκλησις ranarum ad coitum II. 982 D.—I. 36 C. 37 A. 146.—Militaris I. 181 B.—Deorum I. 249 A. 786 A. Sim. Athen. 620 A. II. 161 B.—I. 685 B. II. 35 A.

ἀνακλητικὸς vid. not. ad II. 236 D.

ἀνακλίνω ſe in σχολὴν II. 498 B. Sim. Ariſtid. I. 164.

ἀνάκλισις I. 949 E.

ἀνάκλιτος θρόνος I. 34 A.

ἀνακλύζω II. 590 F.

ἀνακογχυλιάζω Ariſtid. I. 349.

ἀνακοινόω I. 2 B. 693 D. 808 A. 988 F. Plato 675 A.

ἀνακομίζω—ἀνακομίζομαι in cœlum II. 739 C.—Med. II. 410 A. 943 C. I. 17 A. 116 B. 164 C. 178 E. 363 F. 483 D.—ἀνακομίζομαι me, ex conſuetudine alicujus rei me revoco I. 1050 F.—convaleſco, inſtauror Ariſtid. I. 225.

ἀνακοπὴ. vid. not. ad II. 76 F.

ἀνακόπτειν vituperantes II. 70 D.—hoſtis I. 935 E. II. 324 A.—paſſ. de fluvio II. 590 E. I. 726 C. activ. Ariſtid. II. 331.—II. 702 B.—repello II. 324 A. 897 F. I. 265 F. 272 C. 296 A. 313 E. Caſaub. Theophr. Cap. 25. p. 234.—ἀνακόπτομαι I. 402 B. 729 C.—pugna I. 537 E. —ἀνακόπτω hoſtem I. 465 E. 699 B. 971 D. II. 324 A. —equum I. 543 E. Ariſtid. I. 60.

E. quem convivio I. 702 D. 930 B.—me ex pavore I. 706 A.—eos qui ad officium redeunt fuscipio I. 720 D. —plebem conviviis I. 733 E. 734 F. 832 A. 879 A. 922 E.—καὶ ἀποδίδωμι veterem morem I. 744 F.—orbam filiam I. 751 D.—difco, percipio I. 759 F. [Heinf. ad Max. Tyr. p. 162.] Dio Chr. 559 B.—me ex rifu I. 765 B.—plebem εἰς τὸ σιτηρέσιον I. 771 D.—me e fuga I. 772 F.—uxorem recipio I. 784 E. F.—onus I. 780 C.—exulem I. 786 F.—focios I. 790 A. 883 F. 885 D.—quem a metu I. 791 D.—ἀναλαμβάνομαι τι—recupero quid I. 797 C. 959 A.—fumo infantem in ulnas I. 803 A.—ἀναλαμβάνομαι activ. I. 809 E.—ἀναλαβεῖν ἑαυτὸν, feipfum ad veterem ftatum, in integrum reftituere I. 811 C.—τινι τι (ita enim leg. pro accuf.) reftituere, recuperare cui quid I. 813 B. 828 A. 916 E. 1002 B.—mulierem I. 818 F.—Machon. Athen. 583 C. Antiph. 586 F. 590 C. 592 D. 593 A.—quem τιμῇ I. 820 B. ἀναλαβεῖν quem in equum f. ἀναβαλεῖν I. 822 D.—τέκνα καὶ οἶκον vidua fufcipit curam I. 824 D.—εἰς ἐμαυτὸν rem auditam I. 849 C.—hiftoriam alterius—fumo quid a quo I. 860 A.—ἀναλαμβάνει cauffam patronus I. 864 B. 865 D.—ἀναλαμβάνω meretricem I. 893 E.—fponfam I. 903 E. 904 A.—ἀναλαμβάνομαι fanor I. 904 C.—ἀναλαμβάνω oblecto I. 942 C.—ἀναλαμβάνομαι in navem I. 947 A. 949 C.—ἀναλαμβάνω ex deliquio ad me redeo I. 931 D.—recreo me, omiff. ἐμαυτὸν I. 969 C.—quem tueor, recipio tuendum I. 975 B.—φιλίαν inftauro I. 962 E.—τὴν αἰσχύνην ut alibi ἀναμάχομαι I. 975 D.—ἀναλαμβάνω me ἐκ τοῦ πάθους I. 976 F.—fufcipio hominem ad me I. 980 A. 983 D. 999 C.—me ex morbo I. 985 C.—mecum fumo quid I. 985 C.—quem confirmo animo I. 990 A. Hiërocl. Stob. 415, 23.—quem mihi concilio I. 995 A.—quem in alium equum—(f. ἀναβαλ.) I. 1015 F.—τι fc. in humeros I. 1018 A.—dignitatem fufcipere I. 1068 B.—ξίφος I. 1074 D.—αὐτὸν recreare fe I. 939 A.—coquum conduco, Menand. Athen. 661 F. vel magiftrum in domum fufcipio—dictum, recipere ut quafi indictum fit II. 10 F. —poëfis ex philofophia τοὺς λόγους ἀναλαμβάνουσα II. 15

ἀνάλλομαι I. 730 C.

ἀναλλοίωτος II. 1025 C.

ἀναλογέω τινι II. 725 B. emend. Kuſt. Jambl. V. P. 105.

ἀναλογία Muſ. II. 1134 F. 1138 E. 1139 A. pro geometrica arithmeticam II. 484 B. 719 A. B. 1008 D. 1015 E. 1017 A. F. 1025 A. 1027 E. 1028 B. Plato 704 E.—Simpl. II. 931 C. 1084 F. 430 E. 433 D.

ἀναλογίζομαι II. 42 A. 1119 A. I. 433 A. 540 D. 754 B. 951 A.

ἀναλογικὸς II. 1144 F.

ἀναλογισμὸς I. 914 F. II. 126 F.

ἀνάλογος II. 718 E. 1145 C.

ἄναλος inſulſus II. 684 F.

ἀναλόω—οῖ, ώμενος II. 691 A. 696 B. 877 D. Bergl. Ariſt. Lyſ. 468.—Pauſan. 584. 807. Ariſtid. II. 339. et ἐξαναλ. 357.—οῦσθαι bello, mori I. 981 F.

ἀνάλυσις II. 884 D. 915 C.—Geometr. I. 24 B.—viæ vid. ad II. 76 D.

ἀναλύω—Nix II. 898 A.—captivum 986 A. C.—aperio I. 442 A. a vinculis I. 161 E.—ſyllogiſmos—vid. ad 133 B.—paſſ. facultatem II. 788 B.—Geometræ II. 792 C.—paſſ. εἴς τι II. 875 E. 876 A. 877 D. 888 A. 1081 F.—Redeo ex convivio—vid. ad II. 76 D.—ἱστὸν I. 18.—τι εἴς τι II. 435 A.—Muſ. II. 1142 A.—ἀναλύεσθαι τοῖς πάθεσι vitiis ſuis obſequi II. 83 E. ἀναλύει Jupiter materiem in ſe II. 1065 B.—ſe ipſum II. 1114 B.—reſcindo alterius acta I. 379 F.—Sim. II. 22 B.

ἀνάλωμα—tempus τὸ πολυτελέστατον I. 928 A.—Exhalatio II. 384 A. conf. II. 691 A.—Sumtus, impenſa II. 182 D. 236 F. 822 A. C. D. 997 D. I. 105 A. D. 107 E. 129 E. 164 E. 262 B. 131 F. 330 E. 349 C. 459 D. 474 B. 518 C. 709 A. E. 711 C. 771 D. 830 D. Plato 678 B. bis. 693 C.

ἀνάλωσις II. 1085 A. Porphyr. Abſt. III. 18.

ἀνάλωτος II. 5 E. 14 F. 56 A. 178 A. 705 E. 782 A. 1057 E. I. 58 B. 142 C. 161 F. 204 B. 308 C. 577 B. 905 D. 697 E. 761 C. 352 C.

ἀναμάρτητος—τὸ II. 25 D. 72 B. 87 E. 419 A. 404 B.

ἀναμισθαρνέω II. 807 A. I. 524 C.

ἄναμμα II. 890 A. Diog. Laert. VII. 145. ἅμμα Porph. A. N. 11.

ἀνάμνησις eſt μάθησις II. 629 E. Corrig. II. 422 C.—II. 1131 B. et μνήμη Plotin. 391 A. B. ἀνάμνησιν ἔχει res II. 686 C.—Veneris II. 917 C.

ἀναμνηστικὸς Cat. Min. 759 F. differt a μνημονικὸς ſi vera eſt lectio. Vid. Ariſtot. de Memor. Initio—ap. Non. Marc. 5, 78. (excitatione Geſneri Theſ. v. *Memini*) p. 441. Gell. VIII. 7. et citatus a Gronovio Ariſtot. Anima II. 4. H. A. I. 2. Plato 81 G. Ind. edit. Aliter Philo Jud. 1060 B. C. D. Contra Philo 78 A. 420 C. 429 D. 430 A. Plato Theæt. 136. 137 H. Plotin. 455 F. Stob. 194. Olymp. MS. Phæd. p. 172. 176.

ἀναμολύνω II. 580 E.

ἀναμφισβήτητος II. 742 E. 963 D. I. 39 D. 480 A. Plato 638 E. 703 D.—qui in judicio non habet defenſionem, ſine controverſia punitur Plato 630 A.

ἀνάνδρεια I. 1000 C.

ἀνανδρία mulieris, celibatus II. 302 E.—I. 273 D. 414 E. 564 B. 570 E. II. 47 C. 201 B. Plato 660 B.

ἄνανδρος II. 19 F. 56 B. 68 D. 711 C. 751 B. 962 F. 990 B. 1058 B. I. 90 C. 170 D. 193 C. 328 E. 424 E. 560 B. 745 D. 859 E. Mulier I. 36 D. quæ virum non habet. Plato 682. 685 A.—I. 966 F. ignava.

ἀνάνδρως I. 717 A. II. 46 C.

ἀνανεόω—οῦσθαι γάμον ut σπονδὰς II. 760 A. I. 488 B. 999 A. —Suid. habet nomine Plutarchi in v. memoria recolere Ariſtid. I. 361. Sim. ib. I. 556.

ἀνανεύω II. 529 F. I. 634 B. 711 B. Theſſal. Or. 5 E. Dio Chr. 171 C. 104 C. Upton. Ind. Epict. Ariſtid. I. 289. 310. 349.

ἀνανήφω I. 141 B. Caſaub. Athen. p. 209, 13.

ἀνανήχομαι II. 985 B.

ἀνάνθεσις ſine flore II. 682 C.

ἀνανταγώνιστος—ως II. 1128 B. I. 644 A. 748 B. II. 25 B. Junc. Stob. 588. εὔνοια Thucyd. H. Valeſ. Euagr. 36.

p. 258. I. 10 F. 35 A. 85 D. 171 B. 194 C. 280 C. 285 B. 390 B. 429 E. 469 E. 447 F. 489 B. 868 F. 916 E. 928 A. 998 B. Ita leg. I. 953 C. 1049 D. Plato 686 A.

ἀνάπειρα Weſſel. Diod. Sic. I. 548. II. 1143 B.

ἀναπειράω—ομαι II. 992 B.

ἀναπεμπάζω—εσθαι τι II. 605 A. Vid. Tim. V. Euſeb. P. E. VII. 311 D.

ἀναπέμπω de donario Delphis II. 401 F.—terra profert II. 447 D. ſimil. 912 E. F.—paſſ. de ſono II. 590 F.—Activ. II. 722 E. 936 E. 937 A. I. 80 D. 126 A.—f. κατακ. I. 307 A.—I. 415 A. 436 A. 757 C. 837 C. 1020 A. 1056 D.—ſonus ἀναπεμπόμενος I. 417 A.—ἀναπέμπω dimitto I. 638 C.—ad dominum I. 690 D.—vocem I. 738 A.—ἀναπέμπεσθαι ad prætorem in judicium I. 863 D.—ἀναπέμπει corpus animæ quid II. 610 B. 765 A. 1087 B.—cibus digeſtione II. 690 A. 216 C.—quid ad judicium ſuperioris II. 714 C. I. 669 E.—quid εἰς θεοὺς ἀναπέμπω Diog. L. I. 88.

ἀναπετάννυμι τὴν αὔλειον II. 710 C.—II. 1130 C. I. 78 B.

ἀναπετάω—ἀναπεπταμένη παῤῥησία vid. ad II. 139 E.—χώρα II. 193 E. I. 115 F. 177 D. 183 A.—διατριβὴ ἐν ἡλίῳ II. 752 C. I. 171 B.—ἀναπεπτάμενος oculus II. 670 F.—Aër II. 720 D. I. 76 F.—ἀναπεπτάμενος I. 257 C. 264 D. 272 D. 438 C. 461 C. 518 D. 937 A,? campus 1072 A. Caſ. Athen. 357, 41.—portam I. 303 E. 353 E. 737 F. II. 167 A. regio I. 465 C. 675 C. II. 193 E.—antrum I. 545 B.—calumnia aures regis I. 693 A. —βῆμα tribunal I. 757 E.—ἀναπεπτάμενοι ὀφθαλμοὶ Nicoſt. Stob. 427.

ἀναπήγνυμι—ται caput I. 560 A.—corpus alicujus I. 1019 E.

ἀναπηδάω II. 175 B. 180 F. 188 C. 704 D. 755 B. I. 320 D. 374 F. 565 A. 611 D. 608 A. 638 E. 905 A. ἐπὶ τὸ βῆμα I. 751 E. obſtrepens oratori I. 752 E. 754 A. 757 C.—I. 913 C. 943 B. 953 D. F. 563 F. 977 A. 1046 B. bis. 939 F.—animi motu Porphyr. Abſt. I. 34.

ἀναπληρώσις II. 686 E. 687 E. F.—Lunæ I. 911 D.—iræ I. 1048 E.—virtutis, velut imaginis f. II. 84 C.

ἀνάπλους I. 778 B.

ἀναπνέω—εῖ aqua II. 682 E.—Simpl. II. 733 C. 1063 C. I. 592 C.—recreor I. 428 F. II. 165 E.—dico, ſentio Plato 646 E. F. Ariſtid. I. 147.

ἀναπνοὴ II. 133 D. 680 D. F. 698 C. 902 A. expl. 903 D. E. 1003 D. E. 1085 A. I. 34 D. 143 B. 480 B.—ἀναπνοὴν dare cui Metaph. II. 812 A. I. 904 E.—τινος II. 917 F. ſolatium I. 1054 C. Sim. 9 B.—fontis II. 402 C.—orificium hiatus I. 262 A.—I. 734 C. 938 E. II. 43 B. 44 E. Plato 698 A.

ἀναπόδεικτος II. 720 E. I. 233 C. 839 B. Erotian. Procem. p. 14.

ἀναποδόω ἐπὶ II. 876 F. bis.—ἀναποδίζω Hippodam. Stob. 534. Herodian. V. 6, 17. Ariſtid. II. 161.

ἀναπόδραστος II. 166 E.

ἀναπόλαυστος II. 829 D. 1104 E.

ἀναπολέω II. 556 A.

ἀναπολόγητος I. 1006 A.

ἀναπόστατος II. 166 E.

ἀναπράττεσθαι τοὺς τόκους II. 295 D.

ἀναπτάομαι I. 555 E.

ἀναπτερόω—οῦσθαι ſpe I. 581 B. Dio Chr. 444 D.

ἀναπτοεῖσθαι venere II. 261 A. 596 F. I. 284 B. 286 C. 972 C.

ἀνάπτυξις II. 382 D. 967 C.

ἀναπτύσσειν λόγους II. 503 B.—hominem II. 567 B.—vinum ψυχὴν II. 715 E. F.—σθαι βάθεσι terra II. 935 C.—Simpl. II. 979 B. 149 C. I. 77 A.—tactic. I. 289 E. veſtem I. 909 C. 993 B.—urbem Ariſtid. I. 199.

ἀναπτύω exſpuo I. 1051 C.

ἀνάπτω—ἑαυτὸν εἰς τύχην II. 322 E. τι εἰς τύχην I. 253 D. τινι τὴν χάριν I. 937 E. εὐδαιμονίαν ἐκ θεοῦ Porph. Abſt. II. 3.—τι εἰς ἀρχὴν I. 43 B. 47 B. 67 E.—σθαι ναῦν I. 133 C. Valck. Hipp. p. 246. ind. Weſſel. Diod. Sic. I. 692.—II. 1053 A.—τὴν χάριν τινὸς εἴς τινα I. 986 F.—πάντα εἰς θεὸν καὶ ἐκ θεοῦ Attic. Plat. Euſeb. P. E. XV. 798 D.

I. 1016 F.—μι terram II. 16 E.—ἀναῤῥήγνυσθαι εἰς ἅπαν τόλμης I. 870 C.—activum II. 1026 F.—Med. I. 3 D. —Activ. fores I. 284 A.—urbes an accusatione? an clamore? I. 374 C.

ἀνάῤῥηξις navium in pugna I. 946 C.

ἀνάῤῥησις Aristid. I. 117. Demosthenis oratio περὶ ἀναῤῥήσεως Aristid. II. 382.

ἀναῤῥιπίζω II. 133 F. 383 C. 444 C. 513 E. 611 F. 758 F. 793 B. 975 F. I. 454 A. 729 B. 856 C. 998 C. T. Hemsterhus. Lucian. 112.

ἀναῤῥιπτέω aquam (codd. ἀνορύττω) II. 951 C. Fons aquam Aristot. Mir. Ausc. L. VIII.—hostem ὑπὲρ κεφαλὴν I. 265 F.

ἀναῤῥίπτω κίνδυνον I. 111 B. Thuc. IV. 85. I. 531 A. 663 F. 855 B. 1010 A. Aristid. I. 394.—μάχην I. 727 D. 1004 D. 1040 F. Markl. Eur. Suppl. 330.—κύβον I. 182 B. 651 D. 723 E. 1002 D. II. 206 C.—τὸ πᾶν πρὸς ἕνα κίνδυνον I. 1029 B.

ἀνάῤῥιψις πετρῶν καὶ φλεγμονῶν II. 398 E.—aquae II. 951 C.

ἀνάῤῥοια II. 929 E.

ἀναῤῥοιζέω II. 979 D.

ἀναῤῥοφέω II. 894 B.

ἀναῤῥώννυμι vel -όω—convalesco I. 649 E.—I. 42 E. 413 A. 709 F. 862 D. 882 D. II. 75 B. 182 B. 687 B. 694 D.

ἀναρτᾶν τὸ ζῆν ἐκ βρόχου II. 314 B.—se ipsum II. 841 A.—animo τινα ἔκ τινος Teles Stob. 509, 1.—ἀνηρτημένος ἐνταῦθα ταῖς ἐπιθυμίαις II. 989 D.—σθαι quem concilio mihi Himer. 772.—τᾶσθαι τοῦς ἐλπισιν εἰς θεὸν I. 70 F. sim. Aristid. I. 411. 439.—φρόντισιν ὅπως I. 1034 C.—suspendo I. 548 A.—equum I. 590 B.—ται resp. in quam I. 770 D.—τᾶσθαι ταῖς ὄψεσιν εἴς τινα I. 1067 E.—εἰς τινα I. 940 D. Aristid. II. 181.

ἀνάρτιος II. 1030 A. Poët. ut ἀνάρσιος D. Ruhnken. Tim. 97.

ἀναρχία II. 827 A. I. 60 F. 149 E. 221 A. 258 E. 391 C. 495 E. 721 E. 781 F. 782 D. E. 1006 B. 1062 E. —Rom. s. justitium I. 648 A. B. C.—Simpl. II. 37 C.

255 B. 1034 B. Ariftid. I. 133.—δόμων II. 632 E.—Ariftid. I. 177. 203. 205. 417.

ἀνασταυρόω Cafaub. Ex. Baron. XVI. 77. I. 953 B. 177 E. 257 B. 704 F. 708 C. id. ac κρεμάω 823 E.

ἀναστέλλω II. 659 C.—μανία ἀπὸ σώματος ἐπὶ ψυχὴν ἀνεσταλμένη profecta II. 758 D.—I. 127 C. 174 E. 635 B. Ariftid. I. 358.—hoftem I. 947 A. 971 E.—ἀνεσταλμένῳ χιτῶνι II. 178 C.

ἀναστέφω II. 676 D. 755 A. I. 9 F. 10 B. 389 C. 640 F.

ἀναστηλόω εἰκόνα II. 1033 E.

ἀναστολὴ κόμης I. 619 D.

ἀναστομόω II. 495 D. 627 C. 651 D.E. 907 A. 912 D. 1005 C. Weffel. Diod. Sic. I. p. 204. Ariftot. Probl. IV. 13.

ἀναστόμωσις fluvii II. 590 E. Cafaub. Athen. 251, 65.

ἀναστρατοπεδεύω II. 770 B.

ἀναστρέφω I. 181 C. 405 A. 582 B. 920 E. Med. τινι II. 777 A.—Activ. II. 1015 A.—corrigo quem II. 560 A.—τι ad explorandum II. 600 D.—argumentum, convivium II. 653 A.—τὸ Ἡσιόδειον contra illud agere II. 753 A.—ἀναστρέφομαι τὴν γνώμην, mutari II. 798 E. activ. I. 879 F.—τὸ μῦσος ἐπί τινα II. 857 A.—τὴν κίνησιν II. 950 D.—τὴν τάξιν II. 1064 D.—med. verfari ante oculos I. 23 A. 55 A. 133 A. II. 417 A. 179 F. 473 F. Sim. Dio Chr. 471 C.—I. 144 A.—Act. I. 151 A. 919 C.—λόγος ἀναστρέφει fed f. leg. paff. II. 396 E. Plat. 566 A.—ἀναστρέφεσθαι in ftudio II. 79 C. 1140 E. 1134 F. I. 360 C. 546 F. Upton. Ind. Epictet.—in loco I. 612 D. 615 E. 620 D. 622 C. 593 B. 817 A. 820 F. 794 C. II. 77 F. 145 B. 241 D. Plato 657 A.

ἀναστροφὴ oculorum II. 671 B.—fpatium II. 680 A.—I. 586 E.—pars pugnæ I. 587 B.—refugium, receptus II. 112 D.—commoratio, degere II. 216 A.—vitæ ratio Teles Stob. 523, 54.

ἀνασύρομαι obfc. II. 241 B. 248 B. Dio Chr. XXXIII. 405 B. Cafaub. Theophr. Ch. p. 83. et 136. ed. Fifch. Toup. Theocrit. T. II. p. 391. Weffel. Diod. Sic. I. p. 96.—II. 330 D. vaftare regionem, fi fana lectio.

ἀνατλάω fatum meum I. 428 C. Sim. II. 118 E.

ἀνατολὴ—ὰς facit luna II. 731 F.—αὶ locus ſolis orientis II. 932 F. 933 A. 964 F. I. 69 F. 1068 D. 636 F. fluvii—aſtrorum II. 1006 E. Plato 704 C.—ῆς ἀρχὴ II. 400 A.—ἐπιοῦσα II. 400 B.

ἀνατολικὸς—ἀνατολικὰ μέρη II. 888 A.

ἀνατολμάω I. 513 A. 939 D.

ἀνατομὴ II. 968 A.

ἀνατρεπτικός τινος Dioſcor. II. 75.

ἀνατρέπω II. 49 C. 418 B. 755 B. 985 B.—ψυχὴν II. 555 D.—virtutem ſcelere II. 555 F.—εσθαι ἐκ τῶν πράξεων II. 581 B.—τὴν πόλιν II. 806 D.—confuto II. 964 D. 1059 D. 1074 B. 1119 E. 1125 E.—Simpl. II. 1057 E. I. 97 F. 117 C. 151 A. 405 C. 410 F. 412 B.—animo I. 38 A.—ται hoſtis I. 246 C.—regnum I. 260 E. 955 F. II. 49 C.—conſilium I. 355 E.—ædificium I. 347 A.—res cujus I. 393 E. 394 F.—ſtatuam I. 525 E. 1048 D. 1062 E.—hoſtem I. 643 C.—remp. I. 644 A. 770 B. 551 A. 986 A. 774 B. II. 56 E.—μαι vincor I. 891 B.—ται ἡ ἰσχὺς I. 817 E.—urbs I. 977 F.—πω hominem I. 1056 D.—μαι ab equitatu I. 1059 E.—muto ſententiam I. 776 E.—in navi I. 777 F.—navem Plato 673 C. δόγμα et ἑαυτὸν Plato 696 E.—menſam Lucian. II. 608.

ἀνατρέφω I. 147 B. 715 D. II. 225 F. 1142 C.

ἀνατρέχω II. 161 D. 373 E. 978 C. 981 C. I. 38 E. 108 D. 295 A.—νέφη 1036 C. erigere ſe ad virtutem II. 2 C. εἰς ἐμαυτὸν II. 915 A.—ἡ πολυτέλεια I. 425 A.

ἀνάτρησις II. 968 B. I. 341 A.

ἀνατρίβω frico in balneo I. 277. 284. 295. 359.

ἀνατροπεὺς νεότητος II. 5 B.—II. 1059 B. Valcken. Hipp. p. 238, 2 E. II. 949 F. Dio Chr. 463 C.

ἀνατροπὴ II. 158 F. 1071 D. I. 423 B.

ἀνατροφὴ I. 827 D. Hierocl. Stob. 462, 17. 449. Muſon. ib. 450.

ἀνατυποῦσθαι τι II. 329 B. 331 D.

ἄναυδος II. 89 B. 434 C. 721 C. 738 E. 953 D. 963 A.D. 973 C. 431 B. 434 C. I. 367 B. 427 C. 658 F. 694 E. 705 D. 841 F. 1067 F.

ἄναυλα θύειν II. 277 E. ἄναυλος θυσία II. 16 E. amor II. 406 A.

ἀναυξὴς II. 912 A. I. 465 C. Dio Chryſ. 527 A.

ἄναυξος II. 981 F.

ἀναφαίνω II. 664 C. 670 D. 781 F. 862 B. 1007 D.—invenio II. 345 F.—prodigium I. 854 D.—II. 161 D. 988 C. 1110 E.—cum particip. periphraſt. I. 628 A. 636 B.—ἀναφαίνεται λύχνος I. 927 D.—τι τῶν ἀγαθῶν ſc. ὂν, apparet hoc eſſe ex numero bonorum II. 108 D.—μαι cum nom. fio, appareo II. 151 E. Plato 705 A. bis.

ἀναφαίρετος I. 224 E. 433 B. 832 A. II. 5 E. Upton. ind. Epict.

ἀναφανδὸν II. 863 F. I. 200 F. 239 A. 271 C. 309 C. 456 D. 551 B. 565 C. 582 A. 608 E. 722 B. 784 C. 892 B. 897 B. 963 D. 995 A. 1029 C. 1049 E. 1062 E.

ἀναφέρω in tutum II. 509 B.—φανὰς II. 433 C.—fructum II. 555 D.—med. lætor II. 1102 A.—ἀναφέρεται τινι τι, quid ad quem, ſi ſana lectio II. 403 A.—præda in publicum I. 187 C.—ἀναφέρειν ſimilitudinem de pictore qui eam exprimit II. 53 D.—neutre vid. n. ad II. 65 B.—τι πρὸς ἑαυτὸν ſibi in memoriam revocare II. 126 E.—τι referre. hiſtorias memoriæ prodere II. 301 A. 838 E.—conſervo v. n. ad II. 20 C.—f. tollo, celebro II. 301 D.—ἑαυτὸν II. 388 C.—ἀναφέρομαι refertur ad auctorem dictio II. 218 A. I. 36 C.—τινι τι pro εἴς τινα II. 403 A.—εἰς ὁμοιότητα γένους 562 F.—oraculum II. 563 C. 192 E. Eunap. 42.—aqua II. 127 C. 950 B.—e ſomno II. 973 F.—ἀναφέρω aquam haurio e puteo II. 974 E.—χρησμὸς II. 1116 E. 1117 A. Eunap. 62.—in memoriam revocare v. n. ad II. 126 E.—λόγον memoro I. 16 B.—ad auctorem I. 31 F.—ομαι ſurſum I. 36 B.—pro ſimpl. φέρω I. 77 D.—ad ſenatum vel populum I. 132 F. Eunap. 62.—φωνὴν profero II. 433 C.—convaleſco II. 563 D. 592 D. I. 29 A.—τὴν διάνοιαν II. 596 A.—τι πρὸς ἀπόδειξιν II. 628 B. 991 F.—humor cibos in corpus II. 690 A.—ρει Sappho μέλεσι τὴν ἀπὸ καρδίας θερμότητα II. 762 F.—redundat in quid II. 808 A. mox paſſive B.—fœnus II. 831 B.—ἀπομνημονεύειν τι ἀναφέροντα ἐπὶ τὸ παλαιότατον

πρὸς τοῦτο ἀναφέρων ἐποιεῖτο τὴν κάθαρσιν Jambl. V. P. 70. —ὁ χρόνος ἀναφέρει τὸν χαρακτῆρα actus fervavit corporis formam ut adhuc agnofcatur Dio Chr. 549 C. dele οὐκ ante ἦν—ρει reus quid ad judices Plato 656 F.—ρω εἴς τινα omiff. τὸ γένος Ariftid. I. 183. Schol. habuiffe videtur γένος 237. 257. fimil. I. 510. Eunap. 52.—dixi hoc ἀναφέρων εἰς Ἀριστοφάνους Τελμισσέας—refpiciens Ariftid. I. 277.—ἀνενηνοχέναι ib. 366. ἀνενηνόχειμεν ib. 435. —ρω ἐπί τι recordor quid I. 527. 553.—εἰς ἀξιόχρεων et fim. II. 16. 114. 370. 377. 384. εἴς τι fimpl. II. 34. 37. 413.—τι εἴς τι II. 122.

ἀναφεύγω—ει rumor I. 268 E.—I. 296 A. 449 E. 579 B. 562 D. 741 C. 978 D. 1070 A. ἡ ὕλη fi fana l. II. 414 D. f. ἀνυφαίνω.—μαι—ξῃ Xen. H. Gr. II. 3, 19.

ἀναφθέγγομαι II. 40 D. 683 B. 697 F. 751 A. I. 11 C. 270 B. 905 D. 730 A. 874 D. 937 C. 953 A. 1008 B. Fabric. Sext. Emp. 283.

ἀναφὴς II. 721 C. 947 B. 1114 A. 1116 D.

ἀναφλεγμαίνω—νει pars vulnerata I. 953 C.

ἀναφλέγω II. 681 C.—affectum I. 199 D.—ται ἔρως II. 138 F.—τὴν ψυχὴν ftudio philofophiæ I. 959 E.—fitis 938 B. —memoria II. 765 B. 798 F. I. 296 A.—ambitione I. 527 E.

ἀνάφλεξις I. 439 E. II. 681 B.

ἀναφορὰ principium ad quod quid refertur II. 1035 D. τινος πρὸς τὸ τέλος II. 54 D. relatio, conjunctio II. 558 F.—elevatio II. 893 C. 894 A.—relatio ad caput rei II. 1035 D. 1070 F. I. 888 E. Upton. Ind. Epict.— ἐλεῖν ἐπί τι II. 1071 A.—recreatio e clade I. 82 B.—πρὸς τὰς ἔξωθεν ἁμαρτίας I. 352 E.—ρὰν peccati non habere, in alium non poffe referre I. 742 C.—ρὰν ἀναφέρειν εἴς τι Jambl. V. P. 47.—ἐπί τι Ariftid. I. 492. ἔχει τι εἴς τι id. II. 117.—teftimonii id. II. 345.

ἀναφρόδιτος II. 751 E. 972 D. 57 D. I. 917 D.

ἀναφυγὴ I. 263 E.

ἀναφύρω II. 1109 D. I. 416 F. 559 B. 971 D. 976 B. Ariftid. I. 541.

ἀναφύω II. 379 C. 398 D. 676 D. I. 7 B. 172 E. 334 F.

ἀνδάνω τοῖς πέλας Democr. II. 821 A.—cum accuf. Mufgrav. Eurip. Or. 1640.

ἀνδεκτὼρ Æfchyl. II. 965 A.

ἀνδέτας? Ita B. E. pro ἀρδέτας. Ap. Bœotios his ἐγγράφεσθαι f. viris vel militibus II. 761 B.

ἄνδηρος II. 649 D. 650 C.

ἀνδραγαθέω I. 186 C. 580 A. 587 A. 697 F. 856 A. 858 C. II. 195 E. 221 B. 222 A. 242 A.

ἀνδραγάθημα II. 861 C. I. 573 A. 577 C. 994 F.

ἀνδραγαθία I. 5 E. 48 A. 142 C. 186 B. 195 F. 210 D. 215 B. 234 E. 218 C. 246 C. 326 A. B. 409 A. 455 B. 473 D. 497 F. 534 D. 569 F. 332 C. 336 B. 715 D. 802 B. 825 C. 844 F. 898 A. 1025 D. 1065 D. II. 181 E. 183 D. 210 C. 221 B.—virtus quædam II. 97 E.

ἄνδρακας Homer. II. 151 E.

ἀνδραποδίζομαι I. 136 D. 316 D. 308 D. 504 C. 589 A. 663 A. 1048 D.

ἀνδραποδισμὸς I. 441 D. Plato 662 E. 691 D.

ἀνδράποδον fere oppon. δούλῳ II. 4 B. pejori fenfu.—δειλὸν II. 57 D.—II. 99 E. 100 C. 174 E. 234 C. 241 B. C. Plato 676 D.—et ἀνὴρ II. 147 D. Diog. L. VI. 33. 43. Dio Chrl 62 C.

ἀνδραποδώδης II. 5 A. 210 C. Plato 663 A. Ariftid. II. 416.

ἀνδραποδωδία II. 7 B.

ἀνδρεία I. 61 D. 197 A. 311 B. 398 A. 608 E. 808 D. 959 E. II. 29 D. 30 D. 31 E. 56 B. 190 F. bis. 210 A. 215 F. 223 E. 238 B. 241 F. 200 A. 210 E. 445 A. 432 A. 988 C. Plato 695 C. 698 F. 699 F. et δικαιοσύνη II. 213 B.

Ἀνδρεῖα apud Cretenfes ut Φιδίτια Laconum v. n. ad II. 218 D.

ἀνδρείκελον II. 16 B. Ruhnken. Tim. p. 25.

ἀνδρείκελος Adject. I. 705 A.

ἀνδρεῖος—II. 32 C. 56 C. 75 E. 113 A. 118 E. 183 D. 210 B. 214 C. 219 F. 232 E. 235 E. Plato 700 B. I. 959 E. 962 A.—τὸ I. 400 A.—ον ἱμάτιον I. 990 C. II.

37 C.—*κόσμος* II. 37 F.—inveniendo nova audax v. n. ad II. 235 E.

ἀνδρείως II. 231 E.

ἀνδρία pro *ἀνδρεία* I. 140 F. 274 A. II. 97 E. (al. MSS. *ει*.) 176 E. 183 B. 201 B.

ἀνδριαντίσκος I. 9 B. 854 E.

ἀνδριαντόποιος II. 99 A. 776 C. 779 E.

ἀνδριὰς I. 92 B. 187 C. 860 B.D. 881 D. 921 D. 943 F. 988 A.B. paſſim 1011 C.D. 1056 D. 107 C. 270 B. 272.—II. 7 E. 91 A. 180 A. 191 D. 198 E. 200 B. 205 D. 215 A. 233 A. 395 A. 400 E. 674 B.—*ἀνδριάντων δίκη* I. 247 E. 347 C.D. 436 E. 525 B. 451 E. 518 C. 619 F. 739 A.D. 780 B. 816 E. 841 B.—*ἀνδριάντος γυμνότερος* Dio Chryſ. XXXIV. 414 A.

ἀνδρίζεσθαι II. 1046 F. 1047 A.

ἀνδρικὸς II. 44 F. 96 C. 614 A.—in veritatis indagatione II. 651 E. 690 D. 427 E.—238 F.

ἀνδρικῶς II. 1071 B.—veritate indaganda II. 427 E. 744 B.

ἀνδρόγυνος II. 219 E. 756 C. Dio Chr. XXXIII. 405 D. Ariſtid. II. 412.

ἀνδροκτόνος Eurip. II. 88 F.

ἀνδρομανὴς Eurip. I. 76 F.

ἀνδρόποιος II. 334 F.

ἀνδρόπρωρος II. 1123 B. Empedocl. Ælian. N. A. XVI. 29.

ἀνδροφονία II. 1050 D. 1086 E. I. 32 A. 472 D.

ἀνδρόφονος Venus II. 768 A.—II. 1065 F. I. 87 E. 922 B. 993 C. Plato 676 E.—ſceleſtus Caſ. Athen. 398, 41.

ἀνδρόω—*ἀνδροῦσθαι* virum ſe præſtare, ſc. venere II. 288 B. Gatak. M. A. 31.—educare infantem puerum II. 490 A.—II. 837 A. Weſſel. D. S. I. 301. Teles Stob. 524. Ariſtid. I. 74.

ἀνδρώδης I. 10 C. 20 D. 77 A. 107 C. 202 C. 282 C. 406 E. 434 A. 478 E. 481 E. 533 A. 636 D. 805 D. 856 A. 959 C. II. 74 B. 88 D. 110 C. 757 C. 970 F. 1136 B.

ἀνδρῶν vid. n. ad II. 148 C.

ἀνδρωνῖτις II. 145 B. 457 C. 755 E. Taylor. Lyſ. p. 12.

ed. R. Diog. L. VI. 59. Suid. Prov. Schott. II. 66. Polyb. ind. Suid. ἀνδρωνῖτις.

ἀνέγγυος φθορὰ II. 249 D. Waff. Thuc. III. 46.—I. 714 A. 825 F.—mulier quæ non legitimo matrimonio conjuncta eft II. 262 A.—288 F. I. 38 F. 356 A. Sim. Pyth. ap. Jambl. V. P. 132.—fpurius I. 1 C.

ἀνεγείρω I. 142 E. Plato 653 D.

ἀνέγκλητος II. 89 A. 1050 C. 1051 A. 1057 A. I. 161 B. 734 D. 748 B.

ἀνεγκλήτως II. 87 B. 102 E.

ἀνέγρομαι εἰς πολὺ φῶς II. 75 E. 764 E.

ἀνέγερσις II. 156 B.

ἀνέδην II. 173 F. 360 E. 621 A. 704 D. 750 A. I. 90 A. 728 A. Anonym. Stobæi 127, 56. Plato 677 G.—ἀνέδην καὶ ἐμφανῶς ὀχεύειν de animalibus II. 290 B. 338 C. Synef. 107 D.

ἀνείδεος II. 882 C.

ἀνειδωλοποιέω II. 904 F. 1113 A.

ἀνειλεῖσθαι—fecedere II. 503 C.—II. 1006 C. ἀνειλέω librum II. 109 C.

ἀνειμάρθαι, i. e. οὐχ εἱμάρθαι II. 885 A.

ἄνειμι—εἰς θέατρον II. 443 A.—in arcem I. 481 D. e mari in terram I. 726 D. 1032 D. 1054 E. in cœlum I. 35 F.—Sol I. 147 A.—ad propofitum II. 661 D.

ἀνείπω de præcone II. 301 C. 419 C. I. 208 B. 326 A. 374 E. F. 375 E. 752 D. 892 C. Plato 688 A.—oraculo II. 315 F. Paufan. 218. 408. 523. Diog. L. I. 30. Porphyr. Abft. II. 29. Dio Chryf. XXXI. 340 A.—I. 39 C. 151 F. 255 A. 312 F. 891 A. 900 C. ita leg. I. 1057 C.

ἀνείργω II. 9 A. 730 B. 1040 B. I. 34 A. 158 F. 164 B. 185 E. 222 C. 508 D. 833 B. 938 B. 1072 D. Ariftid. I. 113.

ἄνειρξις bis II. 584 E.

ἀνείρω—vid. ἀναῤῥηθεὶς I. 892 C.

ἀνείσοδος I. 402 D. 961 A.

ἀνείσφορος I. 129 E.

ἀνεισφορία I. 585 B.

ἀνέμβατος locus sacer II. 300 D. I. 402 D. 486 A.

ἀνεμέσητος II. 1134 C. I. 274 E. 350 D. 499 E. 812 B. Plato 652 A. 661 D. 700 D.

ἀνίμητος ὄχλος I. 771 D.

ἄνεμος—Amoris II. 759 E. τὸ κατ' ἄνεμον latus II. 972 A. —Metaphor. II. 123 E.—ἄνεμος πᾶς πνεῖ κομίζων mihi cibum, omni vento cibus mihi advehitur I. 693 E.—καὶ πνεῦμα II. 139 D. 1006 A.—ἀνέμων πνεύματα Pausan. 441.

ἀνέμπληκτος—ως I. 1062 D.

ἀνεμπόδιστος II. 568 D. 1056 D. E. Stoic. Upton. Ind. Epict.

ἀνέμφατος προσώπου κατάστασις indifferens et nullum animi judicium significans vultus II. 45 C.

ἀνεμώδης II. 967 B.

ἀνενδεὴς II. 1068 C. Muson. Stob. 413, 47.

ἀνένδοτος Hierocl. Stob. 461, 19. Jamb. V. P. 233.

ἀνενθουσίαστος II. 751 B. 1098 D. 1102 B.

ἀνέντευκτος II. 10 A. 355 A. 493 B.

ἀνεξάλειπτος II. 1 A.

ἀνεξέλεγκτος II. 153 A. 852 D. I. 279 D.

ἀνεξέταστος II. 712 D. I. 345 B. 443 E. 731 B. Aristid. I. 139.—βίος Arrian. Diss. I. 26. p. 88. Upton.

ἀνεξεύρετος ἀριθμῷ II. 964 A.

ἀνεξικακία II. 90 E. 464 C. 489 C. I. 220 E. 290 F.

ἀνέξοδος λόγος—qui ad actionem traduci nequit II. 1034 B. *Contemplatio sine exitu* Seneca De Otio Sap. c. 32.—βίος 1098 D.—242 E.—duces 426 B.—610 A.—dies nefastus II. 269 D.—πλοῦτος Dio Chr. IV. 75 C.

ἀνέξοιστος II. 728 D.

ἀνεορταστὸς II. 1102 B. Metrodor. Democr. Stob. 154, 38.

ἀνεπαίσθητος II. 1062 B. E.

ἀνεπανόρθωτος II. 49 B.

ἀνέπαφος M. Antonin. p. 70. Theoph. Stob. 281. Phintys Stob. 445, 27.

ἀνεπαχθὴς I. 619 C. 763 A. Porph. V. P. 36. Aristid. II. 400.

ἀνθρωποθυσία II. 417 C. 857 A.
ἀνθρωποθυτέω Porphyr. Abft. II. 27.
ἀνθρωπόμορφος II. 149 C. 167 D.
ἄνθρωπος vocativ. II. 1103 D. μετ' ἀνθρώπων εἶναι vivere I. 35 B.—repetitio fubjecti I. 134 B. 136 A. 160 C. 169 D. 193 F. 351 A. 400 D. II. 70 A. 71 C. 80 C. 91 D. 149 B. 176 A bis. C. 177 A. B. 181 B. C. 188 B. 195 E. 235 E. fine artic. rep. fubj. II. 93 B. Dem. Cor. 333 A.—Plaut. Menæchm. Prol. 66. Terent. Phorm. Prol. 2. IV. 2, 1.—ἡ II. 26 E. 113 B. 141 B. 760 C. 768 B. 972 E. I. 136 B. 165 A. 186 F. 682 A. Valck. Theocr. 395. ἐξ ἀνθρώπων ἀφανίζεσθαι I. 145 E. Taylor. Lyf. p. 66. Reifk. Weffel. Diod. Sic. I. p. 24.—opp. αὐλητῇ I. 152 F.—ἄριστα ἀνθρώπων pro omnium II. 808 D. Ariftid. II. 207.—τὰ πρῶτα τῶν ἀνθρώπων rerum humanarum II. 931 E.—ἀνθρώπων πρῶτος quid facio I. 718 F. 432 F. II. 346 A.—Abund. I. 616 C. E.—ἄνθρωπε τί παθών; cet. ut S. N. V. II. 1055 A.—Nat. II. 1119 C.—καὶ χρήματα I. 147 B.—ὑπὲρ ἄνθρωπον Weffel. Diod. Sic. I. 557.—fingularis repetitio fubjecti II. 396 E.—ἀνθρώπων πρῶτος Olymp. Paufan. 652.—omiff. ὁ de magno viro Catone I. 790 F.—ἄγει quem regnandi cupiditas ἐπὶ πάντας ἀνθρώπους I. 918 D.—ἀνθρώπων λαμπρότατος pro πάντων I. 922 A.—τὰ ἐξ ἀνθρώπων *maxima*. Hippocr. Ep. XIV. p. 14 D. conf. not. MSS. in Julian. Ep. 34. Ælian. N. A. X. 21.—Simpl. II. 47 B. 98 D. E. 100 C. 103 B. D. 104 C. 105 A. 107 B. C. D. 113 C. D. 115 B. D. 116 B. 117 E. 124 B. 127 B. 139 D. 146 D. 147 D. 151 C. 153 B. 157 B. 158 C. D. E. 161 A. 163 C. 165 B. 166 A. F. 167 B. E. 168 A. bis. 169 A. D. F. 170 A. 171 B. D.—malo fenfu opp. ἀνὴρ II. 71 E.—τὸ κράτιστον τῶν ἐν ἀνθρώποις II. 108 F.—τὶ ἄριστον ἀνθρώποις Cod. Periz. ἐν ἀνθρώποις II. 109 A.—ἐν τοῖς ἀνθρώποις διὰ στόματος quid eft II. 115 C.—ἄνθρωπε II. 168 C. 178 C. Ariftid. I. 414. 443.—ὦ ἄνθρωπε II. 187 A. 216 D. —eft ψυχὴ χρωμένη σώματι Origenes c. Celf. 721 A.—τὰ ἐν ἀνθρώποις πράγματα ita leg. pro οἷς Junc. Stob. 596.—κάλλιστα ἀνθρώπων hoc fecit Dio Chryf. VIII. 137 B.

ἀνιάω—ομαι—I. 12 D. 123 A. 317 D. 84 E. 96 E. 101 F. 152 A 187 F. 197 B.D. 373 E. 391 F. 409 C. 424 A. 429 C. 432 A. 446 F. 452 F. 453 A. 457 F. 503 C. 522 C. 546 D. 575 E. 626 A.C. 627 F. 645 B. 685 A. 727 C. 734 B. 736 B. 776 A. 909 C. 933 C. 1014 B. 1033 E. II. 61 B. 69 A. 88 B.C. 134 B. 141 A. 401 D. 1093 A.

ἀνίδρυτος II. 828 D. 925 F. Demofth. Ariftog. I. 497 C. Tayl. ed. R. IX. 834. Toup. Theocrit. II. p. 408 A.

ἀνιδρωτὶ Ariftid. I. 274.

ἀνίερος II. 144 B. 1125 E. I. 956 E.

ἀνιερόω II. 676 A. I. 215 A. Ep. Pæti opp. Hippocr. Chart. p. 10 D.

ἀνίημι—τινι κόλασιν II. 536 A. 773 A.—πάθος II. 616 D.—ἀνεῖσθαι delectari II. 210 B. 746 C.—II. 604 A. ἱερόν τι ἀνεῖται I. 100 F. 101 B. Paufan. 186. Caf. Athen. 700, 24.—ἀνειμένος deo II. 285 D. 290 C. 758 F.—ἀνείθησαν αἱ μαντεῖαι oracula opperta funt II. 292 E.—ἀνειμένος ab ἀργὸς differt II. 332 D.—templum ἀνειμένον εἰς πτερὰ II. 359 A.—ἀνίεται νοῦς in fomno II. 432 C. 620 E.—ἀνίημι πῦρ ex vefte II. 554 B.—περιπλεκόμενος II. 611 E.—620 F. 692 A. 788 E. 914 C.—ἀνειμένον διαίτης I. 480 C. 521 D. 574 C. Athen. 524 F.—μαι licentia I. 488 A.—εῖται bibliotheca omnibus I. 519 F.—μι quem dimitto e manibus I. 553 A.—cui vectigal I. 953 E.—με ὕπτιον in convivio I. 582 B.—pœnam I. 635 A. 754 A.—me adulatoribus ἐπτάσιμον I. 677 E.—ὀργὴν I. 704 A.—cui vincula I. 705 E.—οὐκ ἀνίησι populus incitatus I. 752 D.—neutr. τῆς λαβῆς ἀνείσης I. 306 D.—ἀνειμένος τόπος γναφεῦσι I. 349 B.—μι τινα τινος I. 374 D.—κόμην I. 433 F.—obfidionem I. 509 D. terram incultam I. 441 D.—τὸν δῆμον ἐξυβρίσαι I. 445 C. paff. 877 D.—οὐκ profequendo I. 449 E.—δῆγμα I. 478 B.—γνώμην repudio I. 871 C.—cui δασμὸν I. 8 C. 730 D. 731 A.—εῖσθαι πρός τι I. 45 B. 71 B.—εῖται licet I. 66 E.—ειμένος πέπλος I. 76 F.—fimpl. I. 75 D. 103 D. 127 D. 287 F. 308 A. 359 F.—ἀνεικῶς I. 106 F.—ἀνεθεὶς I. 110 D.—ειμένη ratio reipublicæ I. 161 B.—timorem alicujus I. 161 C. 876 A.—ἡνίας po-

ἐλευθερία Ariſtid. II. 202.—ειμένως καὶ ἀφελῶς malo ſenſu Ariſtid. II. 116.—μι quem quid facere Ariſtid. II. 131. —μι λέγειν deſino dicere Ariſtid. II. 76.—σι ἡ γνώμη remittit ſe animus Ariſtid. I. 511.—χώραν μηλόβοτον Ariſtid. I. 500.—μι et ἐάω Ariſtid. I. 458.— ἀνεῖται locus conſecratus Ariſtid. I. 108. 147. ſim. 175. 45. 186. 189. 195. 445.—in diſp. oppon. πιέζω Plato 695 G.—μένη παραμυθία debilis Dio Chryſ. XXXIII. 412 C.—μένοι λειμῶνες Dio Chryſ. VII. 101 C. patentes—ἀνείθη lætatus eſt, ita leg. pro ἀνέθει Dio Chr. IV. 70 D. ἀνειμένα μέλη Dio Chr. 30 A.—μι quem quid facere ἀνῆκε ita leg. Porph. A. N. 25.

ἀνίκητος fatum II. 1055 E. 885 A. 1056 B. 153 D.—vis coloris II. 599 F.—I. 1 C. 395 A. 400 A. ita leg. pro ἀνήκοος 654 D. 663 D. II. 178 C.

ἄνικμος II. 951 B. Dioſcorid. III. 51.

ἀνίλαστος II. 170 C.

ἀνιμάω II. 773 D. I. 749 F. Nicoſtr. Stob. 426. Hierocl. 491.

ἄνιππος II. 100 A.

ἄνισος II. 157 C. 226 C. 1021 A. 1079 C. D. E. 1080 B. I. 44 D. 484 B. 559 A. 649 C. 959 D. καὶ ἄδικος Nicoſtr. Stob. 446 fin. et ἴσος Ariſtid. II. 368.—ἐπ' ἀνίσων I. 423. conf. 437.

ἀνισότης II. 1021 B. 1078 F. 1080 A. B. I. 76 C.

ἀνισόω Ariſtid. I. 423. 471.

ἀνιστάω ſtatuas II. 210 D. Sic ἀνάστασις reſtitutio Dio Chr. 462 A.

ἀνίστημι—II. 618 E. 706 C. quem ἐπὶ τὸ βῆμα II. 784 C. —II. 1107 E. 1122 E. I. 23 E. 441 C. 640 D.—ſtatuam ponere I. 33 A. 673 C. 710 A. 734 E. χρυσοῦν τινα II. 170 E.—II. 1043 D. 1097 B. I. 104 E. 145 D. 119 B.? 141 F. 513 B. paſſ. 877 F.—τινα ἐπί τι II. 653 C. I. 145 B.—expello I. 164 F. 224 D. 571 D.—σθαι ἐξ εὐνῆς II. 727 C.—ad dicendum I. 240 C. 744 A. 746 B. 748 A. 749 B.—ἀπό τινος ad dicendum, materiam ſumere ab aliquo argumento II. 804 A.—τινα ſtatuam cui ponere II. 837 D.—αται ſtatua II. 871 B. 972 C. I. 160

ἀντίβασις II. 442 A. 584 E. 777 C. I. 726 C.

ἀντιβατικὸς I. 742 D.

ἀντιβλέπειν πρός τι ἀνεωγόσιν ὀφθαλμοῖς II. 476 E.—II. 681 C. I. 362 E. 615 A. 656 B. 887 E. Lambin. Hor. Carm. p. 121.

ἀντίβλεψις τινὸς II. 681 B.

ἀντιβολέω II. 109 C. 565 A. 1094 D. I. 154 A. 200 A. 206 A. 267 F. 287 C. 308 F. 422 E. 431 F. 471 B. 515 F. 631 D.

ἀντιγονὶς vas, poculum I. 273 B. Athen. Supplem. libri XI. p. 783, 50. et 497 F.

ἀντιγραφεὺς Ariſtid. I. 472.

ἀντιγραφὴ exemplum deſcriptum II. 577 E. Ariſt. Euſ. P. E. 350 D.—ſcriptum contra quem II. 1059 B.—reſponſum II. 1098 B.—I. 708 E. 882 A.

ἀντίγραφον aliquid diſcere ut ex paterno ἀντιγράφῳ II. 480 F.—I. 468 B. 487 A. 583 F. 668 B.

ἀντιγράφω II. 191 A. 211 B. 213 A. 218 E. 222 B. 225 C. bis. I. 505 E. 556 D. 590 E. 607 E. 638 C. 639 C. 887 E. 806 D. 880 E. 1068 C.—contra quem II. 1034 E. F. 1040 D.—in monumento Ariſtid. II. 303.

ἀντιδημαγωγέω I. 838 C.

ἀντιδιαιρέομαι Ariſtid. I. 180. 214.

ἀντιδίδωμι II. 195 B. I. 90 D. pro ἀπο— 593 F.—in Rhetorica. Vit. Hom. §. 127.

ἀντιδικέω I. 1045 C. Plato 688 H.

ἀντιδικία II. 483 B.

ἀντίδικος II. 805 B. I. 320 D. 547 C. 887 E. 852 F. 874 C. Plato 685 B.

ἀντίδοσις actio publ. II. 839 C.—II. 957 A. I. 781 E. 884 D. Dio Chryſ. 475 A.

ἀντίδοτον II. 42 D. 54 E.

ἀντίδουλος Æſchyl. II. 964 F.

ἀντιδράω I. 307 A.

ἀντιδωρέομαι Plato 685 D.

ἀντίδωρος—II. 98 C.

ἀντίζυγος—ον folium II. 723 C.—dialect. II. 960 D.

ἀντίθεσις II. 952 D. 953 B. 960 C. 1016 B. Fragm. I. 1.

ῥεύω II. 77 A.—ἀνωτέρω ἀναγαγεῖν ἑαυτὸν II. 1068 D.—βλέπειν ut avis II. 1105 D.—ὁ ἄνω κόσμος Plato 703 C.—ἡ ἄνω βουλὴ fupremus fenatus I. 88 D. Taylor. Dem. ed. Reifk. IX. p. 706. Valef. Harpocr. p. 67.—οἱ ἄνω fuperiores, potentiores, Perfæ I. 124 E. 1013 E.—in Perfia, remotius a Græcis I. 127 E. 505 A. 513 E. 591 B. 603 C. 668 D. 912 A. 933 B.—ut Heraclit. et Stoic. II. 415 B.—ἄνω τοῦ πολέμου καθῆσθαι Ariftid. I. 473.—furfum II. 424 D.—βλέπω ad deum Ariftid. I. 537.—procul a mari I. 259 A. 410 D. 754 D.—καὶ κάτω I. 328 A. 888 B. 808 A.—ἄνω in domo minus honefta habitatio I. 451 E. Sic *cœnacula.* Conf. Act. Apoft. Plaut. Amph. III. 1, 3.—f. ἅμα I. 1045 F.—βουλὴ, f. Areopagus I. 488 A.—in concione fedet populus I. 527 E.—fortuna fertur ἄνω I. 603 F.—antiquis temporibus I. 852 B. Ariftid. I. 93. 223. 337. 378. 166. 177. 179. 444. II. 30. 118. 164. 254.—οἱ ἄνω τόνοι vocis I. 862 C.—οἱ ἄνω τόποι I. 907 E.—γένους Plato 662 B. Sim. 663 A. 677 H.

ἀνωδυνίη Protag. II. 118 E.

ἀνώδυνος—φάρμακον II. 614 C. Sim. 79 E.—I. 809 B. 949 D. II. 102 D.

ἀνωδύνως I. 861 C.

ἄνωθεν I. 131 A. 258 D. 630 B. pro fimpl. ἄνω II. 724 E. 84 A. I. 384 D.—πόθεν ἄρχεσθαι I. 8 C. Plato 625 G.—ἄρχεσθαι I. 432 E.—ex continente I. 487 C.—βαλεῖν δέρμα fuper induere Dio Chr. VII. 111 C.—olim, ab antiquiffimis temporibus I. 16 A. v. n. ad II. 239 D.—I. 116 C. 118 A.—ex mediterranea terra I. 818 A.—genere I. 191 E.—e Perfia I. 852 C.

ἀνωθέω I. 3 B.

ἀνώλεθρος II. 1016 A. 1107 B. 1116 D. Plato 700 B.—differt ab αἰώνιος Plato 672 B.

ἀνωμαλία I. 44 A. 71 F. 72 A. 76 C. 92 C. 85 A. 92 A. 199 D. 264 B. 331 A. 357 D. 373 B. 406 E. 455 A. 866 A. II. 136 C. 413 E. 633 D. 647 D. 711 F. 763 D. 911 A. 915 A. 928 F. 930 D. 937 A. 939 A. [Lunæ 937 F.] 1005 D. 1016 A. D. 1028 E. 1029 D.

ἀξιοζήλωτος I. 380 E.

ἀξιοθαύμαστος II. 983 D.

ἀξιοθέατος I. 273 E. 801 E. 910 C. 927 D. 1032 F.

ἀξιοκοινώνητος Plato 693 H.

ἀξιόλογος II. 214 E. 218 F. 930 D. 1088 C. 1092 D. 1097 E. 1104 F. I. 97 A. 201 B. 410 C. 1031 C. 699 C. 732 B. 740 B. 812 B. 1021 C. optimatum 1067 D. —Teles Stob. 524.

ἀξιολόγως II. 128 E.

ἀξιόμαχος τινι II. 322 A. Pauſan. 591. I. 204 E.—I. 113 E. F. 360 D. 391 B. 464 D. 500 C. 570 B. 571 D. 639 C. 736 B.—πρός τινα I. 236 D. 342 F. 779 C.—I. 865 F.—cum inf. I. 997 B.

ἀξιομίσητος II. 10 A. 537 C.

ἀξιομνημόνευτος I. 612 B. II. 5 F.

ἀξιόπιστος II. 68 C. 146 C. 178 F. 795 A. 999 F. 1121 C. I. 359 A. 480 B. 507 A. 679 D. 735 C. 852 C. 1009 E.

ἄξιος—τὸν ἄξιον τιμᾶν II. 44 D. ἀξιόν γε Ariſtid. II. 435.—οὐκ ἄξιον iniquum II. 648 B. I. 139 E.—pro οὐ δεῖ II. 23 F. 69 C. 137 C. 675 B. 715 D. 740 E. 790 B. 946 C. 978 A.—pro ἀξιόχρεως H. Steph. II. 96 D.—Sine gen. I. 38 F.—ἔπαινος mortui I. 133 B.—ἀξιά γε ταῦτα ἐκείνων II. 664 B.—ἀξιόν ἐστι quid facere, operæ pretium eſt II. 401 F. 697 D. 762 F. 1069 D. 1070 F.—ὡς ἄξιον ſc. ὄν II. 959 C.—ὄνομα II. 1125 F.—præſtat αὐτὸν ἄξιον εἶναι πολλοῦ quam πολλοῦ ἄξια κεκτῆσθαι. II. 231 E.—ἄξια τῶν ἔργων ἀπεδείκνυε καὶ τῶν κακῶν ὧν ἀπέσχετο Ariſtid. II. 124. —ſimpl. pro λόγου ἄξιος Dio Chryſ. 613 D.—cum inf. II. 177 A.—τινος II. 114 C. 151 D. 165 A. 178 E. 202 B. 203 F.—μνήμης II. 172 D.—σπουδῆς II. 35 A. 138 A. 141 D.—πολλοῦ II. 76 B. 129 D. τὸ ἄρχειν oppoſ. 199 A. εἶναι et κτᾶσθαι II. 230 E. Sim. 201 F.—ἄξιός εἰμι ποιεῖν τι II. 71 D.—ἀξιόν ἐστι pro δεῖ II. 67 D. Dio Chr. 443 C.—ἄξιον τοῦ παντὸς II. 65 E. Proverb. Diog. I. 91. Zenob. II. 2. Suid. voc. Il. ο'. 719.—οὐκ ἄξια ταῦτα ἐκείνων II. 64 A.—μηδενὸς II. 34 F. 60 E. 299 C. 214 C. 215 A. D.—μηδὲ ἄξιον τῆς εὐγενείας φρονῶν II. 34 D.—τῆς

258 F.—petitum, libellus supplex ad regem II. 633 C. —καὶ μέγεθος II. 139 B. 794 A.—ὄγκος II. 813 D. I. 154 B.—ἦθος, πάθος histrionis II. 813 E.—dignitas morum II. 331 E.—enunciatio qua quid statuitur II. 399 B. 961 C. 969 B. 1047 C. D. 1080 C.—γένους II. 477 A.—γυνὴ τῶν ἐν ἀξιώματι II. 577 C. Wessel. Diod. Sic. II. 531. Sim. II. 207 E.—ἀξιωμάτων συμπλοκὴ II. 732 F. 1047 C. —II. 1009 C. 1011 A. B. E.—εὐσεβείας πάτριον II. 166 B. ἀρετῆς καὶ δόξης II. 72 A.—opp. δόξῃ et δυνάμει I. 321 A. —μορφῆς I. 917 C.—I. 331 B. 347 E. 360 B. 362 D. 364 E. 383 D. 421 E. F. 424 D. 446 D. 452 A. 483 F. 486 E. 488 A. 536 A. 566 A. 569 E. 572 E. 595 B.—8 A. 9 B. 629 D. 630 C. E. 667 B. 692 A. 906 A. 710 A. 741 E. 753 D. 760 B. 766 D. F. 770 F. 773 F. 778 C. 783 D. 798 A. 799 B. 804 C. E. 819 A. 833 D. 844 A. 824 B. 825 D. 831 C. 856 A. 880 D. 894 F. 943 B. 1054 B. C. Aristid. I. 412. 418.—regium I. 382 A.—καὶ ἰσχὺς τῆς πίστεως II. 35 E.—ὑπατικὸν I. 379 A.—gradus honoris I. 381 A. 516 D.—viri I. 987 B.—et res ipsa oppon. I. 514 B.—pro δόξα I. 1029 D. 1031 C.—pœnæ, honestas I. 530 E.—orationis Aristid. II. 5. corporis I. 546 F.—πρὸς τὸν ὄχλον apud I. 552 F.—βουλευτικὸν ἔχειν I. 558 D. 868 F.—civitatis I. 613 D. 741 E.—ἐν ἀξιώματι δικαιοσύνης μέγιστος I. 626 E. —et τάξις oppon. I. 635 C.—ἀρχῆς I. 644 A. 922 A. 986 F. 992 B. Sim. Plato 590 D. E. F.

ἀξιωματικὸς II. 29 B. 617 D. 1136 D. I. 619 D. 671 A.

ἀξίως simpl. φιλοσοφεῖν II. 600 B. 699 B.—laudare I. 100 A. τινὸς mori II. 240 C. F.—οὐκ ἔστιν εἰπεῖν τοῦτο II. 494 A. 495 C.

ἀξίωσις II. 56 B. 742 A. 808 D. I. 294 D. 642 B. 650 D. 713 C. 722 D. 811 E. 907 C.—I. 167 E.—conditio I. 916 C.

ἀξυνεσία Dio Chrys. 569 D.

ἀξύνετος—τὸ ἀξύνετον λόγου animæ II. 713 B.

ἄξων terræ II. 923 A. cœli II. 745 F. tabula leg. II. 779 B. I. 78 E. 88 E. 91 B. E. 92 A. B. Legis Dio Chr. 667 C.

A. vulg. ἐπαγγ.—hiſtoricus I. 183 D. 664 F. 899 D. 1014 F. 1016 B. 1023 D. 1054 A.

ἀπαγὴς II. 949 B.

ἀπαγόρευμα II. 1037 C.

ἀπαγόρευσις I. 937 A.

ἀπαγορευτικὸς II. 1037 F.

ἀπαγορεύω renuncio I. 636 E. 1043 E. II. 8 C. 91 C. 135 F. 124 D. 146 E. 153 D. 228 F. 717 E. 787 B. 1099 A. 1091 D. 1118 E. 1127 D. Plato 659 B. 693 D. —deficio I. 214 D. 219 E. 462 B. 426 C. 434 D. 485 C. 531 C. 537 C. 556 C. 561 A. 596 E. 636 D. 654 B. 678 E. 689 E. 691 C. 761 F. 810 F. 936 C. 1063 E. 1073 C. II. 57 E. 64 D. 77 A. 137 C. 156 D. 174 F. 195 D. 649 E. 655 F. 661 E. 669 A. 972 C. 987 D. 1078 D. 1095 A. 1096 F. 1122 A. 394 E.

ἀπάγχω I. 421 A. 342 B.—ἀπήγξατο I. 8 F. 123 A. 949 A. II. 10 C. 70 F. 199 A. præ invidia Dio Chryſ. 517 D.

ἀπαγριόω—οῦσθαι animo I. 236 C. 241 A. 978 C.

ἀπάγω abduco II. 12 F.—ad ſupplicium duco II. 509 F. I. 148 C. 151 D. 252 F.—averto quem ab opere II. 160 C.—ω quem ſimpl. II. 149 C. 180 F. 189 B. 195 E. 202 E. 207 F. 210 C.—ἐμαυτὸν πορρωτάτω vitii i. e. a vitio II. 88 C.—cui τὰς χεῖρας ὀπίσω I. 99 F.—τὰς ὄψεις ἀλλαχόσε oculos meos averto I. 99 F. 856 B.—ὑπάγω, ἐξάγω, ἄγω I. 134 A.—ἀπάγειν τὸ εἰκὸς πρὸς τὴν διάνοιάν τινος f. ἐπ. II. 430 A.—τὴν δόξαν ἀπό τινος II. 435 A.—τινι ἑορτὴν Pauſan. 885. Simil. I. 893 E.—quem innexum, vincula I. 215 D.—μαι quem εἰς λόγους f. ἐπαγ. I. 391 B.—ſubaud. exercitum I. 600 F. 913 C. 933 E.—τὸ ἱμάτιον τῆς κεφαλῆς I. 622 D. Sim. 736 B. 739 B. 885 C. 921 D.—quem ad mortem I. 623 D. E. 1005 F. 1060 D. II. 216 C.—cujus διάνοιαν ἐπὶ τὸ ῥάθυμον I. 685 E.—cui τὰς χεῖρας εἰς τοὐπίσω I. 716 A.—ὑποψίας quem I. 792 D.—reduco I. 844 C.—quem in judicium I. 877 D. Plato 662 G.—urbes ſubigo I. 890 F.—τινα τινος a vitio II. 9 F.—πόῤῥω eludendo II. 57 A.—θεωρίαν εἰς Ταίναρον II. 160 C. ubi v. n. θυσίαν II. 628 F.—diis χαριστήρια Ariſtid. II.

fortunam II. 782 E. 992 A.—περὶ ἡδονὰς I. 916 C. Simil. II. 31 C.

ἀπαιδία I. 2 D. 39 B. 82 B. 1061 C.

ἀπαίρω navi difcedo II. 161 B. 407 F. 604 E. 840 D. 870 F. I. 57 E. 163 D. 211 D. 390 A. 458 B. 540 B. 545 F. 570 A. 573 B. 614 C. 637 E. 650 C. 691 E. 906 B. C. 755 D. 705 F. 766 A. 786 D. 815 C. 873 D. 879 E. 901 E. 911 B. 916 D. 930 E. 1029 E. Athen. 595 C. Jambl. V. P. 28.—abigo, dimitto II. 1049 B. 673 A.—menfas II. 702 D. 723 B.—proficifcor II. 709 D. I. 3 D. 41 C. 124 B. 291 F. 381 E. Ariftid. I. 151. 308. II. 36. 235. 356. 434. T. Hemft. Luc. I. 83. —naves II. 869 D.

ἄπαις I. 7 C. 20 B. 959 B. 982 D. Plato 662 B. 682 B. —παίδων Xen. K. Π. IV. 62.

ἀπαίσιος infauftus II. 266 D. 327 E. Plato 613 A. ex em. D. Ruhnken. Tim. 97. qui tamen poftea maluit ἀνάρσιοι— vid. ib.

ἀπαιτέω fibi pofco II. 171 D. Teles Stob. 510. aliquoties —λόγον dialect. Plato 668 F.—αἰτίαν II. 28 A. B.—ὧν λόγος τὸ ἐφεξῆς II. 66 D.—εἴ res quid II. 102 A.—fimpl. pofco II. 156 A. 132 C. 135 A. 203 E. 206 F.—I. 98 B. 141 C. 637 C. 650 D. II. 44 D. 73 D. 107 A. 116 A. B. add. paff. I. 341 F. II. 199 C. paff. II. 831 E. 832 A. 936 E.—χρείας II. 820 B.—et ἀποδίδωμι I. 766 F.—argumentum II. 675 A. C. 756 B. D. 428 E.—difput. II. 936 E. 937 C. 960 D. 1126 A. 402 B.

ἀπαίτησις II. 206 F. I. 98 D.

ἀπακριβόω—οῦσθαι πρὸς κανόνα καὶ διαβητὴν II. 802 E.—τὸ ἀπηκριβωμένον πρὸς ἀρετὴν II. 962 B. Porphyr. Abft. III. 25. Suid. v. Μαρκιανός. homo I. 795 D.—II. 1004 D. I. 302 F. 365 C. Plato 636 D.

ἀπαλγέω τι I. 815 A. Ariftid. I. 323. 370. 547.

ἀπαλείφω I. 688 C. 767 E. Dio Chr. XXXI. 356 A. LXXVI. 648 D. Ariftid. II. 386. 201.

ἀπαλλαγὴ II. 92 A. 109 D. 112 C. 121 E. 773 A. 1091 D. 1106 D. I. 389 D. 537 B. 471 E. 1057 B.—βίου I. 907 A.

ἀπαλλαξείω Aristid. I. 284.

ἀπαλλὰξ f. ἐπ. Aristid. I. 289.

ἀπαλλάττω dimitto II. 770 E. I. 1043 D. libero, pass. II. 673 A. B.—με τύχης interficio me I. 819 E. conf. 820 A.—τοῦ ζῆν I. 790 F. discedo II. 67 C. 89 C. 92 A. 100 D. 714 C. 740 B. 817 B. I. 170 E.—κακῶς ἀπαλλάττειν II. 238 E. 594 A. I. 796 A. 807 D. Xenoph. Mem. S. I. 7, 3. III. 13, 6.—creditores, solvo I. 881 F. —me, interficio me I. 793 F.—ἀπήλλακται τόπος alicui, non est locus II. 646 A.—ἀπηλλαγμένος τινος II. 72 A. 432 D. 777 F. 1025 D. 1026 E. 1015 C. 1064 C. I. 872 D.—ομαι morior I. 1002 F.—quem punitum I. 1018 C.—μαι τοῦ ζῆν I. 1027 A.—ξομαι ἐπὶ πλεῖω μηκύνειν II. 3 A.—ω τινα ἀρχῆς II. 394 B.—ἄχθαι τινος I. 480 E.—ει me venenum interficit I. 503 C.—ω με τινὸς I. 520 A. II. 101 C.—τινα αἰτίας I. 522 C.—τινα τινος I. 528 E. 571 B. 754 F. II. 114 B. 116 A.—μαι γυναικὸς repudio I. 623 A.—munere perfunctus sum I. 647 A.—τινὸς πρός τινα I. 910 F.—βέλτιον II. 821 A. Wessel. Diod. Sic. I. p. 191. Plaut. Stich. II. 2, 70.—άχθαι πραγμάτων II. 53 B. 69 C. 928 E. I. 572 B.—οὐκ ἀπαλλάττεσθαί τινος non carere II. 970 E. Thucyd. I. 138.—pass. τινος II. 37 C. 76 A. 1117 B. I. 257 C. 355 E. 357 D. 358 E. 385 F.—τινα τινὸς II. 414 F. 1124 D. 1126 B. I. 149 C. 397 D. 353 F. 355 B. 356 D. 375 E.—ω τι I. 154 F. 229 A. 372 A. 590 A.—χαλεπῶς dego I. 244 D. 250 B. Sim. Dio Chrys. XXX. 345 C. XXXI. 358 D. 600 D. 602 C.—ἀπαλλάττομαι χρησάμενος periphrastice I. 276 B.—τινα τινος pro ἀπολύω I. 377 C. 600 E.—μαι λύπης et sim. II. 111 E. 112 B. 114 D. 118 B. 124 E.—ω ἀβλαβὴς pro vulg. adverb. II. 125 B.—μαι ἐκ τινος abeo ex loco II. 135 D.—μαι simpl. abeo II. 149 E. 174 E. 222 C. D. 224 A.—τινος liberor quo II. 160 B. C. 166 C. 169 A.—desero quid II. 175 C. 217 A.—finio opus Plato 641 F. 654 C. 655 B. 670 F. 688 G. 690 B.—μαι τοῦ βίου Plato 652 C.—ει τῆς συγγενείας ἑαυτοῦ pater abdicans filium Plato 681 G.—σθαι ἐγκλημάτων ib. 676 B.—ω τινα satisfacio cui Plato 692 G.—τω νοσοῦντας ἐν ἑαυτοῖς sedi-

tione laborantes concilio, modo dict. διαλλάττω fic Ifocrat. Paneg. p. 15. ed. Mori.—ομαι ἡδύτατα—afficior fuaviffime Ariftid. I. 183 bis.—fere pro διαλλάττω reconcilio id. I. 484. 535.

ἀπαλλοτριόω II. 1138 C. Theophr. Stob. 281. Ariftid. I. 473.—οῦται τὸ δέρμα Ariftid. I. 288.

ἁπαλὸς II. 49 B. 209 C. caro ad edendum II. 696 E.—καὶ μυδῶν II. 659 A.—ad imprimendum fenfum II. 660 C.—καὶ ἄβατος ψυχὴ II. 758 F.—καὶ ἀγένειος II. 769 B.—ἁπαλὰ ὀνόματα II. 802 E.—ἁπαλὸν καὶ λεῖον σχῆμα orationis II. 874 B.—ἁπαλὸς καὶ εὐάγωγος II. 987 E.—ἡ ψυχὴ II. 1058 B.—ὸν πῦρ Weffel. Diod. Sic. I. p. 193.—ἡ καὶ προσηνὴς ὁμιλία II. 46 E.—ὰ στρώματα II. 78 A.—ὸν ἦθος II. 164 E.

ἁπαλόχροος παρθενικὴ II. 516 F. [Hefiod. II. 465 D.]

ἁπαλύνω II. 913 F.

ἀπαμβλίσκω fructum I. 1042 B.

ἀπαμβλόω—mulier abortum parit I. 647 C.

ἀπαμβλύνεσθαι τὴν ὁρμὴν I. 863 A.—activ. II. 786 A. 957 E. 959 E. 966 C. I. 844 A. 863 A.—σθαι τὴν ὄψιν I. 254 B.—I. 1049 D.—fenectus Herod. Stob. 591. 35, 39.

ἀπαμφιάζω II. 406 D.

ἀπαναίνεσθαι II. 132 B. ubi v. n.

ἀπαναλίσκω I. 733 F.

ἀπανθέω II. 691 F. I. 741 A. Ariftid. I. 87.

ἀπανθίζω II. 30 C. Jambl. V. P. 146.

ἀπανθρωπία Dio Chr. VII.

ἀπάνθρωπος οὐκ color non ingratus II. 54 E.—Vit. Hom. §. 214.—II. 745 D. 746 E. 972 D. I. 165 F. 195 D. 471 F. 623 E. 761 F. 961 A.

ἀπανθρώπως οὐκ II. 27 B.

ἀπανίστημι—ασθαι Ariftid. I. 375. 429.

ἀπάνουργος II. 966. Caf. Athen. p. 190.

ἀπαντάω refpondeo II. 8 D. 28 D. 512 E. 531 F. 976 A. 1079 D. I. 243 B. 613 D. Upton. Ind. Epict. Occurro II. 729 C. 1062 F. I. 999 E.—τῇ τινι τύχῃ II. 398 E. τῇ τινι χαίρειν ἐκ τύχης Dio Chr. p. 389 D. R. pro πάντα—θύρας ἀπαντῆσαι κλειομένας II. 264 E.—evenit II. 341 C.

963 B.—umbræ ad lunam I. 968 A. II. 169 A. ubi v. n.—hominum occurſus II. 62 C.

ἀπαντλέω II. 991 B. I. 697 C.

ἀπάντλησις II. 1049 B.

ἀπανύω Ariſtid. II. 407.

ἅπαξ I. 618 C. II. 25 B. 46 D. 124 C. 204 E.—τὸ πρῶτον II. 732 D.—ἢ δὶς II. 1056 D.—ἄνθρωποι γεγόναμεν Epic. II. 1104 E.—mori I. 1035 B.—ἄρχεσθαι Philo Jud. 945 D.—semper Æſchin. VIII. 125 C.

ἀπαξαπλῶς Hierocl. Stob. 462.

ἀπαξιόω II. 413 E. 717 D. 766 D. I. 18 E. 207 D. 409 A. 555 F. 591 A. 781 D. 789 D. 878 D. 981 C. 1057 E. με μεγάλων 1069 A. 940 E.

ἀπαράβατος II. 745 D. 885 B. 410 F. Upton. Ind. Epict. Tutum 568. Suidas εἱμαρμένη.

ἀπαραίτητος I. 98 E. 126 E. 158 A. II. 113 C. 199 B. 809 D. Ariſtid. I. 438.—neceſſarius II. 668 F.—II. 74 C. 123 E. 166 D. 950 E. I. 230 D. 235 B. 252 E. 392 E. 459 F. 462 A. 339 A. 345 D. 689 D. 697 A. 712 E. 746 D. 901 A. 975 C. 1010 B. 1040 C. 1047 B. Plato 673 E. Activ. II. 59 D.

ἀπαραιτήτως I. 91 A. 164 F. 766 F.

ἀπαράλλακτος II. 1077 C. I. 697 C. 825 C. Weſſel. Diod. Sic. T. I. p. 102.

ἀπαραλλαξία II. 1077 C.

ἀπαραμύθητος II. 787 B. I. 556 C.—τινὸς Plato 700 E.

ἀπαράσκευος I. 401 C. 544 C. II. 112 C.

ἀπάρατον ἦν vetitum erat, ſi ſana lect. II. 239 E.

ἀπαράτρεπτος II. 745 D.

ἀπαράχυτος purus, inconcuſſus II. 968 C.

ἀπαραχώρητος activ. pervicax II. 10 A.

ἀπαρεμπόδιστος II. 568 D. Upton. Ind. Epict.

ἀπαρενόχλητος II. 118 B.

ἀπαρέσκω I. 716 B.—τὸ τοῖς πολλοῖς ἀρέσκειν ἐστὶ τοῖς σοφοῖς ἀπαρέσκειν II. 6 A.

ἀπαρηγόρητος II. 1107 A. Menand. Cler. p. 28. ubi Plut. in Galb. I. 407 A. 856 B. 1029 C. 1032 B. 1061 B. Menand. Stob. 398.

δόξα II. 17 D. καὶ ψυχαγωγία Dio Chr. XXXII. 362 A. —βίαιος Plato 655 H.—λαθραίως Plato 656 D.—καὶ ψεῦδος Plato 676 F. bis.

ἀπατηλὸς II. 15 C. 16 B. 41 C. 735 D. 777 E. 915 C. 976 D. 987 E. I. 656 F. 700 A. 790 F. 1001 A. Ariſtid. II. 112.—Timon. I. 154 B.—λόγος Plato 667 A.

ἀπάτωρ abdicatus Plato 68·F.

ἀπαυγασμὸς in ſomno rei veræ II. 83 D. ubi v. n.

ἀπαυδάω defatigor II. 9 B. 189 E. 228 D. 431 B. 438 D. 558 B. 1130 C. I. 972 E?

ἀπαυθαδίζεσθαι II. 250 B. 700 B.—διάζεσθαι II. 766 C.

ἄπαυστος II. 159 D. 924 C. 1016 B. 1106 C. I. 71 C. 299 A. 522 F. 574 B. 939 E. Vit. Hom. §. 87. 112. Dio Chryſ. 474 C. πόλεμος.

ἀπαυτοματίζω II. 717 B.

ἄπεδος f. ἀλίπεδος I. 233.

ἀπεθίζω quem I. 688 D. Porph. Abſt. I. 54.

ἀπείθω vid. n. ad II. 119 C. pro ὑπερείδω ſperno II. 1070 F.

ἀπείθεια II. 794 C. 872 B. I. 271 E. 581 D. 753 A. 828 B. 968 C. ἀπειθία I. 103 A.

ἀπειθέω I. 103 A. 581 E. 605 A. 625 F. 829 B. 775 B. II. 134 E. 212 A. conjung. cum ἀπιστέω II. 998 F.

ἀπεικάζω II. 185 E. 188 D. 723 C. 973 A. 984 B. 1051 D. 416 C. 440 D. I. 911 C.—τι τι pro τι τινι II. 1135 A.—quem cui I. 400 A. II. 47 E. Plato 672 H. 673 A. 693 F. 695 E. 696 F. 700 D. E. 702 D.

ἀπεικονίζω Porph. Gradib. §. 44. p. 281.

ἀπείκω—ἀπεικότως II. 947 F. 3 D. 103 B. Porph. Abſt. I. 46. —I. 156 B. II. 411 D. Hippocr. Ep. XIV. p. 14 F.—οὐκ ἀπεικὸς Hierocl. Stob. 490, 48. reſtituendum ib. 491, 1. Ariſtid. I. 222. 223. 394. 555. II. 18. 92. 145. 229. 263. 350. 425. in Dion. Chryſ. XII. 703 D. leg. ἔτι δὲ μᾶλλον οὐδ' ἀπεοικότως τὰ φυτά.

ἀπειλέω II. 12 C. 20 B. 205 F. 206 C. 231 D. 235 B. Plato 681 C. τινι dat. rei I. 129 D.

ἀπειλὴ metus impendens II. 1106 E.—ἀπειλαὶ βαρβαρικαὶ I.

1046 C. 1051 A.—spem I. 911 B.—ἱμαυτὸν Aristid. I. 60.—ἀπειπάμενος II. 742 C. D. 787 F.—I. 371 D. 451 A. 585 D. 342 E. Aristid. I. 415.

ἀπειραγαθία Hierocl. Stob. 415 pen.

ἀπειραγάθως Wessel. Diod. Sic. II. 32.

ἀπειράκις II. 426 E.

ἀπείρατος τινος II. 119 F. 681 C.

ἀπειραχῶς II. 732 E.

ἀπείργω—ει λόγος vetat II. 584 B. 672 C.—simpl. 727 E. 1027 E. 1104 B. I. 90 B. 122 B. 184 D. 542 D. II. 12 D. 15 A. 38 C. 44 D. 190 D. 228 A. 423 C. Plato 662 F.

ἀπειρία belli imperitia I. 410 B. 430 B. imperitia cum ἀγνοίᾳ II. 1094 C. 1138 C. I. 766 B. 1025 F.—et θράσος I. 191 A. Sim. Plato 639 H. 640 A. 684 G.—Simpl. II. 66 C. 160 B. 197 F. Plato 704 C.—Infinitas II. 925 E. 1012 E. 1014 D. 1015 A. 1021 B. 1026 B. 1027 A. 1074 B. 1114 B. 1123 E. 1124 B. 420 B. 421 F. 422 A. 423 B. C. 426 D. 428 F. 429 A. 431 A. 899 A. D.—ὕλης ita leg. pro εὔπορ. I. 568 B.

ἀπειροβίως Hierocl. Stob. 416, 29.

ἀπειροκαλία II. 124 E. 527 D. 584 B. 710 A. 711 C. 782 E. 989 C. 1098 C. I. 93 D. 798 D. 1057 E.

ἀπειρόκαλος I. 47 C. 959 D. II. 40 C. 44 D. 713 E. 817 A.

ἀπειροκάλως Aristid. II. 224.

ἄπειρος imperitus II. 1125 E.—quid facere II. 743 E.—imperitus καὶ νέος I. 891 A. II. 41 C. 47 C.—πραγμάτων κόρη sc. in amore I. 926 F.—τινος Simpl. II. 54 B. 136 E. 174 A. 238 F.—magnus II. 198 B. Plato 674 F.—καὶ ἄπληστος κτῆσις Plato 658 F.—φόβος 593 G.—infinitus, immensus II. 719 C. 732 E. 1111 B. I. 131 E.—αἰὼν II. 111 C. 115 C. 117 E. χρόνος I. 568 B. Plato 703 B.—Physf. II. 424 D. 425 E. F. 426 C. 429 A. 430 F. 438 D. 1139 F.—ἄπειρον Anaximenis II. 876 E. 1054 B. 1107 A. 398 F.—et περίληπτος oppon. II. 877 E. F.—πλῆθος II. 879 B. 1110 F.—simpl. I. 886 B. C. 1001 D. 1013 E. 1015 D. 1026 A. 1078 E. 1079 A. C. 1082 E. 1114 A.—δυὰς II. 1002 A.

ἀπενθὴς I. 254 B. 375 B. 843 D.
ἀπενιαυτέω Plato 657 B. 658 A.
ἀπενιαύτησις Plato 658 B.
ἀπεντίθεσθαι Simplic. Cœl. 124 b.
ἀπεπτεῖν II. 136 D. Upton. Ind. Epictet.
ἄπεπτος ἀρχὴ II. 495 B.—Simpl. II. 651 D. 697 A. 723 C. 734 E. 995 F.
ἀπέραντος II. 1106 F. I. 82 A. 184 A. 255 D. Ariſtid. I. 133. 140. 267. 358. 370. 377. 398. 411. 429. II. 194.
ἀπέρασις II. 134 E. ubi v. n.
ἀπέρατος—ἀπερατώτατος II. 719 C.
ἀπεράτωτος II. 424 D. 1056 C. 1080 A.
ἀπεργάζομαι—ἐν ἐμαυτῷ τι II. 682 D. paſſ. ἀπειργασμένος nobis a deo medicus profectus II. 717 E. I. 817 C.—II. 1023 B. I. 104 B. id. fere ac ποιέω II. 972. B 976 D. 25 A. I. 957 E.—ſimpl. II. 62 B. 131 B. 1023 A. 1025 B. 1026 B. Plato 693 F. 698 D. E. 703 D.—quem educatione, ut opus I. 356 E—et συνελίζω I. 360 A.—λόγον conſcribo, librum finio II. 121 D.—τι τι II. 40 A. 174 A.—quem bonum vel sim. II. 12 C. 225 F.—τι μῦθον pro ἀποδείκνυμι Himer. 198. τὸ τέλος Plato 671 H. ἀπεργασία I. 888 F.
ἀπεργαστικὸς Plato 698 D.
ἀπερείδω—ἀπερείδεσθαι τοὺς ὀδυρμοὺς ἐπὶ τὴν τύχην II. 167 F.—oculos in quem II. 681 E.—petere, figere tamquam telo 198 C. 457 A. (Plato bono ſenſu Rep. VI. 479 A.) I. 169 D. 739 E.—lux in quem II. 566 C.—odium in aliquem II. 537 A.—Ariſtid. I. 234.—πρός τι II. 691 A.—ται πνεύματι dæmon Porph. Abſt. II. 38—τι εἴς τι II. 705 A.—οὐκ ἔχοντες ὅποι ἀπερείδωνται τὸν θυμὸν II. 775 E.—τὴν προαίρεσιν ἐν ἑαυτῷ II. 799 B.—μαι ἄτρεμα depono II. 968 E.—I. 322 D. 474 C. 976 C. 1037 E. II. 198 C.
ἀπέρεισις ita leg. II. 1130 D. Ariſtæus Euſ. P. E. VIII. 371 D. 373 A. Plato Cratyl. 275 A. Theophr. Cauſ. Plant. II. 16. falſo leg. ἀπέρασις. Sic ἀντέρεισις Plotin. 422 D. E.
ἀπερημόω I. 44 F.

ἀπλήρωτος II. 721 E.

ἀπληστία τινος II. 793 C. 812 D.—II. 101 C. 125 E. 127 C. 134 B. 829 D. 1066 B. I. 253 E. 277 A. 904 C. Teles Stob. 522. Plato 643 G. Aristid. II. 287.

ἄπληστος—τὸ ἄπληστον τοῦ μανθάνειν II. 592 F. 1092 F.—ον νοῦν ἔχειν Teles Stob. 524.—ον τι ἔχων II. 661 F.—τινος I. 400 E. 616 B. II. 170 C. 173 B. Plato 658 F.—ξίφος non est ἀπλήστου ὑγροῦ II. 688 C.—I. 619 C. 764 C.—ότατοι I. 1066 D.

ἀπλήστως II. 989 F.—τῇ νίκῃ χρῆσθαι I. 731 E.—ἔχω τινος I. 897 D. sim. Plato 677 D.

ἄπλοια II. 857 B.

ἀπλοϊκὸς Phintys Stob. 444, 52.

ἀπλοκύων Favonius ita nominatus a Bruto I. 1000 A. quod Antisthenis fuit cognomen. Diog. Laërt. VI. 13. Hinc H. Steph. Thes. L. G. II. p. 521 C. "quod ut Neanthes scribit primus ἀπλῶσαι θοιμάτιον dicatur." Sed legendum διπλῶσαι reliqua pars loci arguit, et Salmasius docuit, et ita receptum in ed. Meibom. Viri Cynici erat διπλοῦν pallium: commentitii Cynici simplex ἁπλοῦν; sed sub eo χιτῶνα gestabant. Itaque ἀπλοκύων est *delicatus et mollis Cynicus.* Teles ap. Stob. citat. Lambin. Hor. Sat. p. 86. Crates διπλώσας τὸν τρίβωνα περιῄει p. 525. ed. Stob. —δίπλαξ Antipatri Epigr. in Hipparchum Anthol. III. 12, 52. p. 339. (In Diog. L. verba αὐτός τε ἐπεκαλεῖτο ἀπλοκύων glossa habenda sint, nisi ita accipiatur totus locus: ut Diogenes vel Crates primus duplicaverit pallium, et' Antisthenes adhuc simplici usus sit. Unde postea delicatiores Cynici simplici utentes pallio Antisthenis se exemplo tutati sint, eique item nomen ἀπλοκύνος dederint. Sed tunc post ἀπλοκύων 'legam καίτοι πρῶτος. Nam secundum alios primus pallium ἐδίπλωσε Diogenes. (Vid. Diog. L. VI. 22.) Cercidas ap. Diog. L. VI. 76. Diog. vocat διπλοείματος. Antisth. VI. 6.' Anthol. III. 33, 12. p. 419. ib. Epigr. 13. Ep. 15. p. 420.—Horat. Epist. I. 17, 25.—Rusticorum ac rudis simplicitatis hoc erat. Virgil. Æn. V. 421.—διπλῆ ap. Homer. Euripid. ap. Cerdam. Bosius Ind. Nep. ad Datam. III. 2.—Cynici

Isocrat. p. 64, 5.—ἀπησκέτω condemnatus, sine exceptione vel provocatione Plato 688 B. 691 F.—ἁπλῶς εἰπεῖν Aristid. I. 93.—ἁπλῶς καὶ πολιτικῶς id. II. 219.—ἁπλῶς λεγόμενον opp. πολλαχῶς II. 22 D. 1010 B. 1024 A.—temere II. 72 A.—καὶ συντόμως I. 1015 E.—ἁπλῶς οὕτως II. 986 A. I. 598 C. 693 C. Plato 432 C. 410.—ὡς ἁπλῶς εἰπεῖν II. 78 E. 819 D. 950 A. 1074 E. I. 984 C.—omnino I. 526 E. οὐδὲν 895 E. 956 E.—simpliciter II. 22 B. 50 A. 71 A. 124 D. 200 C. 332 F. 341 B. 732 E. 761 F. 806 B. 819 E. 1070 D. E. 1082 D. 1096 B. I. 209 B.

ἀπνευστὶ κεῖσθαι II. 642 D.—bibere ἀμπνευτὶ II. 650 B.—dicere II. 788 D. Dio Chr. XXXIII. 395 C.

ἀπνεύστως II. 844 E.

ἀπό—οἱ ἀπὸ τῆς αἱρέσεως II. 673 C. sim. I. 84 B. II. 1131 E. Diog. Laërt. VII. 132. 133. v. n. ad II. 386 B.—ὑποχωρίζεσθαι τινὰ ἀπὸ τινὸς II. 692 D.—λαμπρὸς ἀπὸ τῆς τέχνης II. 699 C.—cum gen. pro simpl. dativo II. 702 C. 749 E.—ἀπὸ στόματος λέγειν II. 711 C. I. 114 C. Plato Theæt. 114 D.—prandium sumere ἀπὸ τῶν τυχόντων II. 726 D.—ἀπό τινος βίον ἔχειν II. 729 C.—οἱ ἀφ' Ἕλληνος II. 730 E.—ἀπὸ κλήρου II. 740 A.—ἀπὸ σπουδῆς 14 E. 740 A. 1123 C.—ἀπὸ νευμάτων II. 760 A.—οἱ ἀπὸ σκηνῆς II. 785 B.—οἱ ἀπὸ βήματος II. 785 C.—ἀπὸ τῆς τύχης casu II. 798 D.—ἀπὸ πέντε ταλάντων quid efficere II. 800 E. Duker. Thuc. VIII. 87. ἀπὸ τῶν πραγμάτων ἀνίστασθαι, dicendi argumentum a rebus ipsis sumere II. 804 A.—ἀπό τινος φιλοτιμεῖσθαι II. 819 C.—τῆς οἰκείας φύσεως quid facere 832 B.—ἀνάθημα ἀπὸ βαρβάρων II. 870 D.—pro ὑπὸ II. 301 E. ἀπὸ χειμῶνος ἀπώλοντο—φωνῆς pro φωνῇ II. 412 B.—neque ἀπ' ὀνόματος γνώριμος II. 419 B.—pro ἐπὶ, ἀπὸ τοῦ μνήματος ἀναβιοῦν II. 568 A. ἀπό τινος γενέσθαι II. 597 F. 726 C. 992 B. I. 85 D. 121 C. Polyb. I. 7. Synes. 108 C. Wessel. Diod. Sic. I. p. 128.—cum genitiv. fere abundat II. 611 A. 683 A. 723 F. Anacr. 43. Faber. aliter accipit Duker. Thuc. p. 462 b.—ἀφ' ἑαυτοῦ sponte II. 630 C. 631 A. 645 F. 968 C. I. 17 A. 34 C.—τρόπου II. 4 A. 45 A. 636 E. 671 F. 675 E. 738 C. [Plat. Theæt.

114 E.] 1052 E. 416 A. I. 411 F. 481 C. 734 E. Teles Stob. 516. ἀπὸ σκηνοῦ Junc. Stob. 594. Upton. Ind. Epict. in ἀπό. Pausan. 810.—τινος τινι συμβάλλεσθαι II. 668 D.—τέλος ἀπό τινος II. 872 D.—ἀπὸ τῶν ἀρκτων f. ὑπὸ II. 911 B.—ἀπ' ἄλλης ἀρχῆς II. 876 E. I. 491 B.—οἱ ἀπό τινος scholæ philosophi, vel discipuli doctoris II. 879 A. 887 F. 882 C. 892 B. 893 B. et alibi in Plac. Phil. Diog. L. IX. 49. v. n. ad II. 386 B.—τὸ ἀπὸ γῆς spatium inde a terra II. 925 E.—ἀπ' ὀφθαλμοῦ τινα παραφυλάττειν II. 969 F.—ἡ ἀφ' ἱερᾶς II. 975 A.—τῆς αὐτῆς αἰτίας II. 979 E. —ἀπό τινος σκέπειν τινα II. 981 F.—ἀπὸ χρείας φιλεῖν II. 984 C.—ἀπὸ πρίονος domus facta II. 997 C. Pro διὰ Thucyd. VII. 29. Duk. v. n. ad II. 95 E.—ἑτερομηκὴς ἀριθμὸς ἀπὸ δυεῖν πλευρῶν II. 1018 C. τρίγωνος ἀπὸ πεντάδος II. 1018 F.—πρῶτος, δεύτερος, cet. ἀπό τινος II. 1029 B.—ἀφ' αὑτοῦ sponte, nulla externa de caussa II. 1051 A. I. 23 B. 108 D. 129 D. 174 F. 339 B. 468 E. 540 B. 570 C. 905 C. 835 E. 972 E.—σύμπτωμα ἀπὸ ἕξεως II. 1072 C. fere abund.—ἀπὸ προστάγματος II. 1064 C.—ἀπὸ κλήρου I. 7 C.—ἀπὸ τοῦ σώματος τινα θαυμάζειν I. 21 A. —ἀπὸ τύχης I. 21 E.—ἀπό τινος τινα ὀνομάζειν I. 30 B. 40 C. 93 A.—juvenes ἀπὸ γένους, nobiles? I. 31 B.—ἀπὸ πολλοῦ σταθμοῦ ὀλίγην δύναμιν ἔχει Spartana pecunia I. 51 E. 442 D. II. 411 D. Simil. Kuster. Aristoph. Eq. 535. —ἀπ' ἐλπίδος γενέσθαι spe dejici I. 85 D. plenius I. 112 B.—ἀπὸ μητέρων ἀδελφιδοὶ I. 98 D.—οἱ ἀπὸ γένους I. 109 D. 128 E. 174 D. sim. 321 E. 479 C. majores 1027 D. —τὸ ἀπό τινος φοβερὸν metus qui ab aliquo impendet I. 108 A.—ἐν ταῖς ἀνέσεσι καὶ σχολαῖς ἀπὸ τῶν μαθημάτων γενόμενος I. 112 B. brevius supra I. 85 D. vid. γενέσθαι. —ἀπὸ τοῦ βελτίστου I. 113 B. 147 F.—aliquid scire ἀπὸ τῆς μαντικῆς i. e. per I. 130 E.—ἀπ' ἐξουσίας ὑπατικῆς agere I. 129 B.—οὐκ ἀπ' ἐλπίδος hoc est non sine spe I. 164 A. —τὰ ἀπ' ἀρετῆς ἔργα I. 152 E.—ὅσον ἀπὸ βοῆς ἕνεκεν Thuc. VIII. 92. Xenoph. Hellen. II. 4, 1 Duk.—in compos. v. c. ἀπανδροῦσθαι et negationem notans Gatak. M. A. 188.—ἀπό τινος ὀνομάζεσθαι II. 421 E.—ἀπό τινος τρόπαιον Pausan. 619. I. 190 D. E.—ἄπο τινος? f. corrupt. expers

alicujus rei II. 1140 B.—ἀπ' αὐτοῦ γένος παρέχειν I. 174 B.—ὁ ἀπό τινος φόβος I. 176 B.—cum genitivo pretii (factum eſt ἀπὸ τοσούτων ταλάντων) I. 176 C. 302 D. 499 E. 512 C. 507 B. 521 D. 764 B. 810 A. Theopomp. Athen. 595 B.—ἀπό τινος μετέωρος ſupra quem in tuto collocatus I. 176 E.—ἀπὸ τῆς αὐτῆς ἐξουσίας provinciam adminiſtrare I. 179 E.—ἀπὸ ἀχρηματίας πολεμεῖν e paucis pecuniis, paucis pecuniis inſtructum I. 211 A. ἀφ' ἑσπέρας initio veſperæ I. 269 A.—ἀπ' ἀρετῆς quid facere I. 218 C.—ἀπὸ κραυγῆς cui opem fero clamore I. 222 C.—ἀπό τινος fortis videtur, ex aliquo facto I. 226 C.—quid facere ex opinione quadam I. 238 C.—abund. I. 249 A. 309 C.—ἀπὸ τοῦ ἄμου ἐπισείειν τι I. 264 F.—diſtantiæ I. 265 A.—ἀφ' ἑαυτοῦ τρέπειν τὴν αἰτίαν I. 267 D.—ἀφ' ἡμέρας jam antecedenti die I. 297 E.—ἀπό τινος ſpolia I. 302 A. B.—τὴν ἀφ' ἱερᾶς αἴρειν I. 228 F.—ἀπὸ τῶν τριάκοντα μυριάδων τετρακισμύριοι φυγεῖν dicuntur, ex 300,000 ſalvi evaſerunt 40,000, I. 330 D.—ἀπὸ τῆς φυγῆς ſubintell. *redux* I. 434 D.—ἀπό τινος δόξα I. 349 F.—ἀπὸ γένους λαμπρὸς I. 353 C.—ἀπὸ μεγάλης δυνάμεως quid facere I. 361 C. 407 D.—ἀπὸ σταδίων β̄ diſtat quid I. 357 E.—οἱ ἀπό τινος genus, proſapia I. 369 E.—locus θινώδης ἀπὸ θαλάσσης—an ὑπὸ? I. 380 C.—ἀπὸ tantis copiis quid facere I. 391 E. 394 E. 395 A. 407 D. 683 D. 550 D.—ἀπὸ δυοῖν ὀνομάτων vocari I. 407 D.—ἀπὸ γένους μέγας I. 411 B.—ἀπὸ φωνῆς verbis, non animo I. 422 E.—non re I. 553 A.—voce quem appellare, ſignum voce dare I. 431 A.—ἀπό τινος triumphare I. 431 F. 550 C. 643 A. B. 733 E. 734 A. 834 C.—ἀπὸ δείπνου I. 432 C. poſt 497 B.—ἀπό τινος I. 433 E. inſcriptio ſpoliorum Valck. Obſ. N. T. 531 F. 673 D.—ἀπ' ἐργολαβίας quid facere I. 481 A.—ἀπ' ἀρετῆς ἀληθινῆς quid facere I. 524 D. ſimil. 478 B. 544 E.—ἀπό τινος γενέσθαι I. 442 A. 497 C. 499 C. 683 C. 703 D. 709 D. 942 C. 1074 B.—ἠνίων τὸν Ἀγησίλαον ἀπὸ φθόνου τῆς τιμῆς, ſc. ii qui Lysandrum colebant I. 446 F.—αἱ ἀπ' ἀρετῆς τιμαὶ I. 447 C.—ἐπιβουλὴν—οὐδὲ ἀφ' ὧν ἔτυχεν ἀρξαμένην, inſidias quæ non vulgares auctores habebant I. 448 A.—οἱ ἀπὸ σκηνῆς scenici I. 452 A. B.—ἀφ'

I. 873 C.—ἀπὸ τῶν ἄκρων forum cingere militibus I. 878 C.—ἀπό τινος πλέω decedo navi e loco I. 879 B.—ἀπὸ παιδείας πρῶτος pro ἐπὶ παιδείᾳ I. 879 C. αὐτὸς ἀφ' ἑαυτοῦ ſponte I. 882 C.—ἀφ' αὑτῶν καὶ προηγουμένως quid faciunt I. 888 E.—ἀπὸ θήρας ἐπίστη τινι ſc. omiſſ. ἐλθὼν I. 890 A. —ὁ ἀπὸ θυμέλης ſcenicus, et ὁ ἀπὸ βήματος orator I. 894 D. —ἀπό τινος argento vivere I. 913 E.—ἀπὸ τρυφῆς τοσαύτης poſt I. 923 C.—τινος uſque ad aliud, excluſive I. 944 C. —incluſive ib. D.—ἀπό τινος dico, ſc. nuncius miſſus a quo, alicujus nomine dico I. 950 A.—ἀπό τινος honorari, ob quem I. 959 C.—ἀπὸ μιᾶς ὁρμῆς I. 970 A.—ἀπὸ μητρὸς vocari I. 972 A. 1061 C.—ῥυτῆρος equo uti I. 976 D. —οἱ ἀπὸ Πλάτωνος φιλόσοφοι I. 984 E.—οἱ ἀπὸ Ῥώμης qui Roma huc veniunt I. 995 A.—ἀπ' οὐδεμιᾶς προφάσεως I. 995 B.—Pompeius τὴν μεγάλην ἀρχὴν ἀποβαλὼν ἀπὸ Καίσαρος ἔφυγεν, an ὑπὸ? I. 999 C.—ἀφ' ἑσπέρας quid facere tempore veſpertino, an incipere facere, an ἐφ'? I. 1000 D. —ἀπὸ τοῦ νεκροῦ τὰς χλαμύδας λαβὼν, detrahens I. 1005 C. —ἀπὸ λόγων ῥητορικῶν cui familiaris I. 1009 A.—ἀπ' ὀργῆς —f. ὑπ'. I. 1007 B.—ἀπό τινος ὑπάρχει τι quid oritur ex quo I. 1010 B.—ἀπό τινος τόπου quid animadvertere I. 1015 C.—ἀπὸ τῶν αὐτῶν cibo uti I. 1020 E.—τὰ ἀπὸ σπόρου I. 1023 D.—ἀπὸ δείπνου cui quid mitto I. 1022 B.—ἀπ' οὐδένος ἦν εἰκότος eum hoc facere f. εἰκὸς I. 1042 E.—ἀπὸ τῆς πυρᾶς ſtatim poſt funus I. 1056 F.—ἀπό τινος quid oro pro παρά τινος I. 1062 B.—τοὺς ἀπὸ Καισάρων κολαζομένους, pro ὑπὸ I. 1066 C.—θάῤῥουσιν ἀπ' ἐλαττόνων ſc. copiis I. 1070 D.—ἀπὸ γ̄ σταδίων κατεστρατοπέδευσε I. 1071 D.—οἱ ἀπὸ Ἀλεξάνδρου βασιλεῖς I. 941 C.—ἀπὸ στάθμης lapidem addere ædificio II. 86 A.—ἀπό τινος τι ἀποβάλλειν pro ὑπὸ Xenoph. H. Gr. II. 4, 3.—τῆς ἀσθενείας ἀφ' ἧς λέγονται i. e. ex quo animi affectu hæc dicuntur II. 17 D.—ἡ ἀπὸ φαρμάκων πρὸς ἄνδρας ὁμιλία veneficio comparatus cœtus II. 20 A. ἀπὸ κοινῶν αἰτιῶν συνεστῶσαν morbum II. 26 C. —ἀπό τινος τι γίνεται oritur quid a quo II. 31 F.—pro ἐπὶ, τὰ ἀπὸ σκηνῆς λεγόμενα—cod. D. ἐπί. II. 35 F.—ἀπὸ τῆς ἀκροάσεως καθ' ἑαυτοὺς γενόμενοι II. 40 D.—ἀπὸ γνώμης II. 44 D.—ἀπ' ἐναντίων φύσεων τὸ αὐτὸ ἁμαρτάνοντες II. 47 D.—

φύσει ἀφ' ἑαυτοῦ II. 53 D.—ἀφ' ἑνὸς διαγράμματος II. 55 D. —ἀπ' αὐτῆς (τῆς κακίας) πάντων νοσημάτων ἀφειμένος, abund. II. 76 A.—vitium et αἰτία ἀφ' ἧς γέγονε male dictum II. 89 D.—ἀπὸ ὀλίγου νομίσματος quid acquirere II. 93 E.—ἀπὸ πάντων ζῆν II. 101 D.—ἀφ' οὗ pro ὑφ' οὗ caussa II. 124 C. 128 F.—εὐθὺς ἀπὸ δείπνου II. 134 A.—ἀπό τινος γενέσθαι II. 136 D.—ἡ ἀπὸ στόματος καὶ φωνῆς χάρις II. 138 D.—ὁ ἀπὸ σώματος καὶ ὥρας ἔρως II. 138 F.—ἀπό τινος κοσμεῖσθαι II. 145 E.—τρέφεσθαι II. 159 B.—ἀπὸ γῆς εὐθὺς eum susceperunt delphini II. 162 D.—τὰ ἀπὸ τῶν ἱερῶν καθαιρεῖν ὅπλα II. 223 B.—τοῖς ἀπὸ τῆς Σάμου πρέσβεσι II. 223 C.—ἀπὸ τῶν παρόντων quid facere II. 172 C. Sim. 175 E. 186 A.—ἡ ἀπό τινος αἰσχύνη II. 199 A.—σχολὴ II. 196 B. —pro ἐπὶ II. 195 D.—τὰ ἀπὸ Σικελίας ἀναθήματα II. 200 B.—ἀπὸ τῆς Ῥώμης μεταπέμπεσθαι τί II. 201 A.—ἀπὸ τῆς κύριον II. 214 B.—pro ὑπὸ II. 225 B.—τὸ ἀφ' Ἡρακλέους εἶναι II. 226 A. Sim. 229 F.—ἀπό τινος προσαγορεύεσθαι II. 231 C.—ἀπὸ δείπνου subaud. γενόμενοι II. 232 F.—τινος πέμπεσθαι pro ὑπὸ II. 236 A.—ἀπὸ μικρᾶς δαπάνης II. 237 E. Sim. 237 F.—ἀπό τινος κινεῖσθαι Vit. Hom. §. 90—verbis additum notat quasi debitum v. n. ad 37 C. ἀπὸ Δαναοῦ templum instaurari, i. e. a Danao conditum Diog. L. I. 89.—οὐκ ἀπὸ σκοποῦ Philo Jud. Eus. P. E. VIII. 399 A.—ἀπό τινος ἀποθνήσκω emoritur mihi vitium Porph. Abst. I. 41. λιμώττω ib. IV. 20.—κοιμίζω τι ib. 45. φυλακὴ ib. II. 39. custodia qua me alius custodit—apud verba notat finem actionis, ἀποδεδειπνηκέναι Jambl. V. P. 89.—video venatorem ἀπὸ τῆς ὄψεως καὶ στολῆς, quantum apparebat ex—Dio Chr. VII. 99 B.—plene cum φαίνεσθαι Dio Chr. VII. 105 B. LXXI. 630 C.—ἀπὸ χρόνου τινος Cyrus Persis imperavit Dio Chrys. XXV. 282 B. Reisk. ἐπὶ χρόνου τινος—ἀπὸ γένους μοι ἦν cognatus. Dio Chrys. XXVIII. 291 A.—ἀφ' ἕνδεκα ἐτῶν, vel ἀφ' οὗ ἕνδεκα ἔτη, ante undecim annos Dio Chrys. XXVII. init. 454 D.—ἀπὸ λόγων καὶ ἔργων καὶ φιλοσοφίας ἄνδρας ἀγαθοὺς γενομένους pro ἐν λόγοις, ἔργοις, φιλοσοφίᾳ Dio Chrys. XLIV. 511 B.—cum gen. abund. vel pro ἐπὶ Plato 612 B. ἀπὸ τῶν ἀριστερῶν μάχεσθαι, sinistra manu Plato 630 D. sim

644 D.—ἀπό τινος ἐλεύθερος Plato 644 C.—ἀπὸ ὑπάτων consularis Herodian. VIII. 2, 14. similia vid. Scheid. in ind.—ἀπό τινος alienus ab aliquo ut ἀπό σκοποῦ, ἀπὸ τρόπου Aristid. I. 197.—χαλεπῶς εἶχον ἀπὸ τῆς λύπης Aristid. I. 319.—ἀπὸ μικρᾶς τροφῆς ἀνεπαυόμην dormiebam sumto exiguo cibo Aristid. I. 353.—ἀπὸ τοῦ πρώτου παραστάντος quid facere Aristid. II. 128.—Inscript.'Αθηναῖοι ἀπὸ Περσῶν, ἀπὸ Θηβῶν Aristid. II. 379.—ἀπὸ Διὸς τρίτος Aristid. I. 37. 229. f. ἐκ ibid. 42.—ἀπὸ πολλοῦ τοῦ κρείττονος Aristid. I. 146.—procul, fine, Aristid. I. 386.—ἀπό τινος αἰτία crimen ab aliquo factum ib. 449.—ἀπὸ χρημάτων bellare Aristid. I. 473.—τῆς συνηθείας ib. 505.—ἀφ' ἑαυτοῦ sponte Aristid. II. 100.—ἀπὸ πολλοῦ τινος procul ib. 123.—ἀπό τινος γενέσθαι et ἔκ τινος Isocr. Panath. 430.—ἀπὸ ἐπάρχων Theophylactus Fabric. B. G. VI. 491. Sic Julianus in Anthol. vid. Ind. Brod. Πλωτῖνος ἀπὸ φιλοσόφων Suid. V. Alia Wernsdorf. ad Himer. Or. IV. p. 472.

ἀποβαίνω—in terram e navi I. 8 E. 82 E. 542 D. 778 B.—ἀπέβη εἰς οὐδὲν χρηστὸν αὐτοῖς eventus hujus rei infelix iis fuit II. 299 F. I. 559 C.—I. 81 B. 499 E.—accedo I. 537 E.—ἀποβαίνει signum, i. e. in eventum I. 679 B. 1047 D. Andocid. Myst. 10. R. 64.—πρὸς τὸ ἀποβαῖνον ἁρμόζεσθαι se ad eventum comparare I. 879 F.—in terram I. 968 F. 969 B.—τινος II. 200 E.—fio quid II. 225 F.—καραδοκοῦσα τί ἀποβήσοιτο ἐκ τῆς μάχης II. 241 C.—τὰ ἀποβαίνοντα eventus Isocr. Demon. p. 16, 35.—ἀποβαίνει τι τινος Aristid. II. 248.

ἀποβάλλω I. 147 E.—II. 418 E.—I. 92 A. 130 B. 171 F. 172 B. C. 174 E. 176 D. 178 A. II. 659 C. 723 F. 1106 D.—ἀσπίδα II. 220 A. sim. 239 B. Plato 687 A. D.—milites πεσόντας II. 203 B.—μαι med. pro activ. II. 126 E.—oppon. τῷ παραλαμβάνω. leg. ἀπολαμβάνω I. 187 F. II. 196 A.—πόλιν patriam ab hoste occupatam I. 237 D. 856 D.—μαι I. 1045 D.—quem morte I. 350 D. E. 824 D. 847 B.—f. corrupt. I. 394 B.—urbem ὑπό τινος I. 1028 D.—imperium I. 528 A. an μάχην 999 C. conf. 985 E.—milites II. 197 E. 201 F. I. 570 A. 571 D. 607 F. 813 F. 919 F. 977 B. 1024 C. 1040 E.

ἀποβρασμὸς Sext. Emp. 575.

ἀπόβρεγμα περιστερεώνων II. 614 B. ἐπίβρεγμα Myronid. Athen. XV. 692 A.

ἀπόγειος luna II. 933 B.—τὰ 954 B.—ventus Dio Chr. XXXIV. 424 B.

ἀπογεύομαι II. 672 A. 711 A. 991 C.

ἀπογηράσκω II. 702 C. 1129 D.

ἀπογίνομαι v. n. ad II. 109 F.

ἀπογινώσκω I. 204 C. 207 A.—II. 883 E. 888 F. 1020 E. 421 F. 402 E. I. 177 E. 185 A. 203 A.—cum inf. I. 418 B. 493 C. 546 E. II. 198 A. 202 B. 3 C. 227 C. 567 A. 609 E. 343 C. 624 D. 801 F. 814 E. 931 B. 992 B. II. 85 E.—τι I. 430 D. 490 E. 482 E. 16 E. 32 A. 101 B. 241 A. 292 E. 373 B. 535 B. 570 F. 579 D. 585 E. 610 B. 727 B. 779 F. 826 B. 885 A. 931 C. 933 C. 935 B. 1039 F. II. 1017 F.—cum genitivo II. 1014 A. 1102 A. I. 177 B. 185 A.—τὸ μὴ cum inf. Ariſtid. II. 404.—ἀπεγνωσμένη θεραπεία II. 213 A.—ἐλευθερίαν II. 166 B.—πλουτήσειν II. 85 E.—paſſ. ἐπὶ κλοπαῖς II. 280 E. pro καταγιν.—τὰ πράγματα I. 976 B. 977 D. 980 B. bis. 1017 A. 1045 A.—μηδὲν II. 476 C.—ἐμαυτοῦ I. 790 B.—τινα in perditis numerare II. 590 A. 685 C. Dio Chr. 516 D.—ἐμαυτὸν II. 505 C. 971 A. I. 293 D. 577 E. 830 E. Ariſtid. I. 346.—μαι a medicis deſperatur II. 761 E. I. 160 C. Dio Chr. XXXII. 392 C.—τῆς σωτηρίας II. 771 C.—homo malus Dio Chr. 505 D. patriam II. 862 E. ſimpl. ſine caſu I. 9 E. 12 C. 673 C. Ariſtid. I. 552. 556.—τι τινος I. 35 E.—paſſ. I. 267 B. 613 A. 1073 C. Jambl. V. P. 252.—ἀπεγνωσμένος I. 537 B.—morbus 607 E. πράξεις I. 967 D.—σωτηρίαν I. 460 E.—τὰ καθ' ἐμὲ I. 905 E.—τινος alicujus rei conſilium abjicio I. 866 F.—ται τά τινος I. 1053 E.

ἀπογλαυκόω—οῦσθαι viſum I. 245 C.

ἀπόγνωσις I. 398 E. Attic Euſeb. P. E. 799 C. τινος I. 621 C. Jambl. V. P. 102. Epict. p. 18. Ariſtid. I. 310.

ἀπόγονος II. 984 A.—I. 97 B. 201 F. 572 E. 616 A. 894 E. 954 F. II. 187 B.

644 E.—pro fimpl. δείκνυμι, nudum gladium I. 739 C. conf. II. 149 F.—μαι odium in quem I. 984 C.—μι τινα παῖδα et fim. I. 363 E. 960 D. Ariftid. II. 31. v. ad Platon. Phæd.—μαι facio Plato 626 E.—ut ἀποφαίνω τινὰ σοφὸν, facto comprobo quem fuiffe fapientem Plato 601 G. v. ad Phæd.—τινα τι demonftro quem quid effe II. 164 B. 167 D. 212 D.—σι φλύαρον τὸν Πυθ. λόγον i. e. fuo facto II. 169 E.—demonftro II. 108 C. 202 C.—leges, fancio Xen. H. Gr. II. 3, 8.—ἀποδείκνυμι act. vel paff. magiftratus I. 359 E. 369 D. E. 375 E. 378 B. 379 A. 409 A. 412 B. C. 432 B. 424 E. 440 D. 453 D. 447 A. 452 C. 455 B. C. 569 C. 579 F. 626 D. F. 774 D. 584 C. 585 A. C. 341 E. 651 A. 785 F. 908 A. 916 E. 917 F. 922 C. 921 A. 975 A. 972 F. 987 B. 1012 C. II. 173 B. 200 D. 204 B. 208 D. 212 C. —μι quem majorem quo I. 372 E.—μεγάλην μεταβολὴν I. 1059 F. vid. Dem.—μι τινα cum infin. præficio quem muneri I. 437 D. II. 191 C. 197 F. 221 F.—σι hoc factum hunc σοφὸν I. 453 B. fim. 517 B. v. ad Phæd. —μι cui tyrannum impono I. 478 C.—facio I. 487 C. 576 B. 861 C. 881 E.—ται ἐπαρχία τινι I. 515 C.—ύω τι χρυσὸν I. 570 D. v. ad Phæd.—τι περίπατον facio ex aliquo loco ambulacrum I. 590 A.—τι judicibus I. 620 E.—μαι factum, virtutem, facio I. 715 C. 855 A. 917 A. 999 B. 1007 C.—fortuna ἀπεδείξατο ῥοπὴν f. ἐπ. I. 818 A. —μι quem οὐδὲν διαφέροντα παιδὸς fupero quem I. 835 B. v. ad Phæd.—cui locum, an tribuo I. 840 B.—περίπατον affigno cui 914 C. fim. Dio Chr. 628 B.—μαι quem loquens de quo eum fignifico I. 921 B.—μένος ἐχθρὸς manifeftus, juratus I. 1039 C.

ἀποδεικτικὸς II. 242 F.

ἀποδειλίασις I. 671 C.

ἀποδειλιάω II. 62 B. 192 F. 209 D. 242 A. 784 F. 817 E. 873 A. 1069 D. 1120 C. Jambl. V. P. 228. I. 42 F. 95 E. 248 C. 265 B. 285 B. 418 F. 424 D. 448 D. 493 A. 555 A. 602 B. 716 F. 747 B. 806 C. 815 B. 859 E. 934 B. 967 B. 1006 B. 1064 C. Ariftid. I. 57. —πρός τι I. 261 B.—σι timeo I. 711 B.

A. 763 E. 764 D. 768 E. 835 B. II. 126 B. E. 186 B. 220 F. 226 B. 238 D. Plato 689 E. F. ἀποδημία et φυγὴ oppon. I. 964 B. mors et vita II. 107 C. 117 A. Eleganter imaginem ejus deſcribit Porphyr. Abſt. I. 30. —ἀποδημίας πέρι ἐμπορεύεσθαι Plato 689 D.

ἀπόδημος II. 799 E.

ἀποδιδράσκω II. 185 B. 717 A. 777 B. 802 A. 1106 D. I. 118 C. 305 E. 359 E. 462 A. 470 D. 497 E. 522 D. 531 C. 614 B. 623 C. 811 A. 847 B. 855 A. 876 D. 914 F. 936 C.—e vita I. 1002 F.—τὸν ἔλεγχον II. 43 D. —ἐκ τοῦ μανθάνειν II. 47 E.

ἀποδίδωμι II. 106 F. 116 A. 109 A. 174 C. 175 A. 186 D. 194 A. B. 195 B. 199 C.—χάριν I. 231 C. II. 41 D.—vendo II. 199 E. 676 C. 1047 E. 1093 E. I. 32 A. 98 D. 123 E. 178 F. 193 E. 505 D. 541 E. 553 C. 681 D. 616 C. 670 E. 837 C. 338 E. 339 C. 342 B. C. 349 C. 960 A. 994 A. 1035 B. 1034 A. 1040 B.—recito II. 207 F. ubi v. n.—τὴν ἀρχὴν ἐν τῷ τέλει natura II. 388 C. ſimil. 723 C. 140 E. bis. I. 419 B. Fragm. I. 4.—τὸ εἰωθὸς τῷ τρόπῳ efficio II. 397 B.—σι ὁ χρόνος τι ὥσπερ ὀφείλων II. 398 E.—præſtare quod didicimus II. 443 B. 973 E.—τὸ κατ' ἀξίαν II. 558 C.—τῷ λόγῳ τὸ εἰκὸς II. 561 B. Sim. Ariſtid. I. 104.—τὸ οἰκεῖον εἰς ἀρετὴν II. 563 B. ſimil. 750 E.—definio II. 572 A. 877 B. 1069 F. Sim. Athen. 666 D. Plato 668 F. Ariſtot. Top. I. p. 273, 23. ed. Sylb. et V. p. 342. ſæpe alibi. Plato 695 C.—τροφὰς καὶ ταφὰς II. 584 B.—cui locus ἀποδίδοται II. 619 C. D.—ὄφλημα II. 637 A.—cauſſam alicui II. 655 B. 32 C.—II. 737 E. 735 C.—profero II. 736 B.—Deo decimas vel ſimile II. 736 C.—tribuo II. 738 E. 746 E. 1028 E. F. I. 552 C.—opp. ἐπιδίδωμι II. 188 A. 822 E.—ſpeculum formam II. 139 E.—σι res fructum II. 126 D. 128 E.—μι cui rem agendam II. 62 E.—μι cui honorem tribuo II. 84 D.—hominem in judicium II. 833 E.—viciſſim facio II. 140 E. 901 B. I. 15 A. Plaut. Perſa V. 2, 45.—ſignifico II. 920 C.—ſubjecto prædicatum II. 948 C.—penſum, opus abſolvo II. 437 C. 1144 E. 974 E. I. 40 A. Plato 644 H.—ſtatuo II.

ἀποδυτήριον Ariſtid. I. 281.

ἀποδύω—ἀποδύεσθαι εἰς ὕπαιθρον II. 274 D.—in palæſtra II. 750 A.—πρός τι II. 811 E.—τι τῆς ψυχῆς II. 819 E.—εσθαι διαβολὰς f. ἀπολύεσθαι I. 221 F. 868 B.—μαι veſtes I. 427 E. II. 173 D. 202 A. f. pro ἀπολ. I. 700 E.—ω quem ſc. veſtibus I. 600 F.—ξίφος I. 637 A.—ἀποδύω πρός τι pro med. I. 848 D.—εἰς ἀγορανομίαν peto I. 990 E.—εσθαι εἰς τι oppon. *leviter tractare quid* Dio Chryſ. XXXIV. 424 A.—ω τὸ σῶμα Ariſt. I. 45.

ἀποζάω—ἀποζῆν Nicoſt. Stob. 446, 9. Dio Chr. 555 C.

ἀπόζω τινος II. 13 E.

ἀποζεύγνυμι—ἀπεζευγμένος τῶν οἰκειοτάτων Ariſtid. I. 139.

ἀποθαυμάζω II. 762 B. 940 E.

ἄποθεν II. 625 D. Æſchyl.—II. 727 D. 739 B. I. 21 F.

ἀποθεραπεύω II. 118 C.

ἀποθεόω I. 63 E. II. 210 D. Ariſtox. Athen. 546 B.

ἀπόθεσις πένθους II. 119 D. Sim. Porph. Abſt. IV. 20.—divitiarum aliquo loco I. 318 F. Plato 649 B. C.

ἀποθεσπίζω II. 585 E. 589 E. I. 62 C. 350 B. 352 E. 474 A. 492 D. 855 D. 961 C. 997 F.

ἀποθέται locus ubi infantes exponuntur apud Lacon. I. 49 E.

ἀπόθετος abjectus II. 159 F.—λόγος II. 728 F. ἀρὰ I. 553 A.—pretioſus Markl. Lyſ. p. 313. ed. R.—νόμος Muſ. II. 1132 C. 1133 A.—pecunia I. 725 B.—Homericus locus ut Plato Phædr. Athen. 669 B. Plat. 347 B. Himerius Wernſd. 430.

ἀπόθευ Lac. II. 241 D.

ἀποθεωρέω τινα II. 30 A. 35 A. 172 D. 437 A. 467 E. 470 B. E. 488 B. 968 E. I. 41 E. 55 B. 248 A. 249 D. 311 A. 664 C. 1028 E.

ἀποθεώρησις ut leg. II. 1045 B. I. 291 D. 843 E.

ἀποθήκη II. 770 E. 1069 A. I. 44 A. Ariſtid. II. 304. pro κειμήλιον. 305 ἀφορμή.

ἀποθηλύνω vinum II. 692 C. I. 856 C. 940 E.

ἀποθηριόω II. 995 D. Weſſel. Diod. Sic. II. 166. Upton. Ind. Epict. Polyb. I. 81.

ἀποθλίβω II. 928 A. 954 D. I. 262 C.—ται ἔλαιον ex

planta, Strabo, Diod. Sic. ap. Jablonſk. Voces Ægypt. p. 111.

ἀποθνήσκω pugnans I. 624 D. E. 637 F. 933 C. 936 A. 945 E.—ἢ νικάω I. 1036 E.—ἐν πολέμῳ Theopomp. Athen. 536 D.—καὶ ζῆν II. 1064 C.—θανούμενος παραδίδοται I. 711 A.—opp. τῷ κτείνεσθαι I. 1028 A.—morte punior I. 67 A. —opp. νικᾶν II. 30 C. ὑπό τινος II. 68 B. 969 E. I. 96 B. 796 D.—ὑφ' ἑαυτοῦ I. 34 D. 184 F.—ἀποθανεῖν κελεύομαι I. 1059 C. ter.—ſimpl. II. 87 C. 106 B. 107 A. 111 D. E. 114 D. 115 E. 116 B. 117 B. D. 118 E. 119 E. 124 C. 136 D. 160 A. 162 E. 168 F. 169 A. 175 D. 176 F. 178 D. 181 B. E. 183 D. 186 C. 188 A. 189 A. 190 B. 191 D. E. 194 D. 196 E. 198 C. 201 A. 202 A. 205 A. 215 A. 217 F. 219 B. C. 222 A. E. 224 E. 225 A. C. E. 228 D. 234 D. 235 B. 236 A. D. 237 A. 238 A. 240 E. 241 C. 242 A.—ουσι ἵνα μὴ ἀποθάνωσι II. 110 A.—ἀπό τινος ſ. πάθους liberari vitio Porphyr. Abſt. I. 41.—ἐάνπερ ἀποθανὼν ᾖ Plato 705 B.

ἀποθρασύνομαι II. 78 C. 64 F. Jambl. V. P. 217.

ἀποθραύω I. 690 F. 946 D.

ἀποθρηνέω I. 184 D. 503 A. 560 E. 724 E.

ἀποθυμίασις II. 647 F.

ἀπόθυμος ſi vera lectio II. 87 F.

ἀποθύω I. 160 E. 474 A. 543 D. 606 B. II. 862 B.

ἀποίητος quod fieri nequit I. 232 C. ſimplex, nativum Ariſtid. I. 76.

ἀποικέω I. 365 E. Ariſtid. I. 480.

ἀποικία I. 526 B. 734 F. 838 B. D. II. 96 B. 163 B. Plato 679 D. 680 B. 681 H.—II. 1049 A. I. 32 F.—Gen. μετέχειν II. 604 F. 831 E.—et συνοικία Dionyſ. Euſ. P. E. 777 C.

ἀποικίζω metaphor. I. 395 F.—paſſ. II. 925 D. 1123 E. I. 503 B.—τινος II. 975 F. 989 C.—ſimpl. removeo II. 1008 A.—in aliam familiam adoptari I. 273 F.

ἀποικὶς I. 227 A. 236 F. 837 D.

ἀποικοδομέω I. 731 C. Reſtituunt Hierocli Stob. 229. Geſn. et Pearſon.

546 B.—τὴν μοχθηρίαν sc. meam II. 82 A.—ἀποκεκαλυμμένοι λόγοι obscœni Vit. Hom. §. 214.—ἀποκεκαλυμμένως dicere Isocrat. 296.

ἀποκάλυψις II. 70 F. 262 A. 348 C. 472 A.

ἀποκάμνω II. 47 E. 1097 A. 1107 A. 1126 F. I. 375 B. 572 B. 779 B.—cum particip. I. 217 D.—ταῖς ἐλπίσιν I. 1036 B.—πρός τι I. 1042 B. Plato 700 C.

ἀποκαρτερέω I. 57 F. 74 B. 162 C. 279 A. 506 C. 1022 D. Upton. Ind. Epict. II. 497 D. 690 A. 1069 D.

ἀποκατάστασις II. 937 F. I. 735 E. 894 E.—An Didym. Euseb. P. E. XV. 821 A.

ἀπόκειμαι II. 159 F. 395 B. 432 E. 672 E. 701 C. 702 B. 703 E. 783 F. 812 B. 940 E. 967 F. 1085 A. 1130 D. I. 139 B. C. 259 A. 270 B. 292 D.—quid victori 508 A.—custoditum 512 C. 502 F. 521 B. 536 D. 633 C. testamentum 942 F. 1042 B.—Teles Stob. 522.—ται ἐφ' ὑμῖν τὸ πεισθῆναι, constituistis non credere Dio Chrys. 469 D.—ἀποκείσθω ὄνειδος εἴς τι ad tempus Plato 690 E.—σθαι in tempus servari Arist. I. 425. 488.—ται τινι τι ib. 445. 501.—σθαι servari Aristid. I. 540. 548.

ἀποκείρω I. 3 A. II. 168 C. Med. I. 746 B. Aristid. 262. 547. caput, comam an à trunco? I. 559 E.

ἀποκεφαλισμὸς II. 358 E.—ίζω Upton. Ind. Epictet.

ἀποκήρυξις abdicatio filii a patre I. 112 E.

ἀποκηρύττω Junc. Stob. 598. II. 236 B. 277 C. quid amissum I. 193 A. consules I. 423 A. vendo I. 476 F. Erotian. Gloss. Hipp. Procem. init. ubi pro δὴ leg. μή.—venalia II. 236 B. Dio Chrys. 605 B.—filium εἰς Κέρκυραν Diog. L. I. 95.—se ipsum τοῦ τῶν ἀνθρώπων βίου Dionys. Al. Eus. P. E. XIV. 782 A.—filium Plato 681 F. G. H.

ἀποκινδυνεύω I. 295 B. 470 F. 664 C. 672 D. 673 E. 802 B.—εἴς τι I. 756 C.—πρός τι II. 151 A.

ἀποκλαίω fletum effusione quasi finire II. 455 C.—se ipsum I. 560 E. I. 1027 A. Eurip. Stob. 583, 25.—ἀποκλαίοντι Lac. II. 234 D.

ἀποκλάω I. 525 A.

ἀποκλείω I. 618 B. II. 140 D. 168 C. 206 C.—σθαι per

799 E. 800 D. 812 D. 813 A. 919 D. Plato Rep. VIII. 500 D. Themift. p. 271 C. Dio Chr. XXXI. 332 B. Plato Leg. III. 588 D. V. 608 C.—παιδίων in militia I. 358 B.

ἀποκόπτω pro ἀνακόπτω reprimo II. 324 A. 341 E. 186 D. —μενος locus I. 510 D.—debitum I. 504 D.—quem ὑδρείας I. 574 D.—μαι τὴν χεῖρα I. 715 D.—ὀχέτους II. 487 F. 423 C.—II. 395 C. 403 F. 440 A. 1078 C. 1098 E. 1106 B. 1107 B. I. 16 A. 142 F. 499 B. 531 F. 533 F. 536 B. 540 A. 732 B. 857 D.—oculum I. 45 E.—caput I. 99 A. 346 B. 379 C.—μαι via I. 383 E.—urbi commeatum I. 430 B.—μαι τὴν φωνὴν I. 811 D.—τῆς δυνάμεως τινος I. 837 A.—collum I. 1004 E. corrig. 1006 E.—quem τινος a loco I. 1048 A.—πεῖραν I. 773. D.—χρέα Jambl. V. P. 262.

ἀποκοσμέω Paufan. 592. Ariftid. I. 549.

ἀποκουφίζω I. 158 D. 813 A.

ἀποκρατέω II. 494 D.

ἀποκραιπαλέω I. 929 C.

ἀποκρίνω II. 430 D. I. 757 E.—paff. εἴς τι II. 683 C.—II. 689 C. 1083.—Act. II. 692 D.—II. 1084 B. 1086 A. —excerno II. 92 B. 892 A. 904 B. 906 C. 955 A. 913 C. 917 A. 1113 B. I. 154 C.—rejicio Plato 640 F. 684 E. 694 A. 696 C.—refpondeo II. 61 C. 109 A. 147 B. 149 F. 152 F. 153 A. D. E. 154 A. 155 E. 180 B. 181 C. 189 F. 192 A. 194 E. 202 F. 204 D. 213 B. E. 227 B. 235 B. 236 C. 237 C.—act. præ reliquis colo II. 593 A.—paff. demi, tolli I. 474 E.—σθαι τινος I. 498 A.—poëtæ, eum confutare II. 68 E.—bis diverf. nove, eligo, repudio Plato 687 G.

ἀπόκρισις ut f. leg. II. 267 F. amputatio II. 693 D.—excretio II. 904 A.—refponfum oraculi II. 138 B.—ejus benevolentia laudatur in juvenes II. 395 A.—σιν do I. 834 E. 927 E.—Refponfio fimpl. II. 151 A. 153 A. B. C. 156 A. 202 F. 205 A.—ἀπόκρισιν καὶ ἐρώτησιν διανείμασθαι Plato 695 A.

ἀπόκροτος γῆ II. 2. E. Thuc. VII. 27 ibi Weffel. Duker. I. 593 E.—ὁπλή, χηλὴ II. 98 D.

pro διαφέρειν II. 138 D. 966 D. 1096 C.—τι ἔν τινι II. 663 C.—οὐκ ἀπολέλοιπεν ὑπερβολὴν τούτου II. 391 A. 789 C. 982 A. 1048 F. I. 930 B.—colorem, mutari colore II. 566 B.—non ire ad quem II. 594 A.—curſor poſt ſe relinquit II. 638 E. ſimil. II. 963 A. 161 D.—οὐδὲ ἐπιχείρησιν ὑπὲρ αὐτοῦ πιθανὴν ἀπολέλοιπε II. 698 A.—οὐδὲν τῶν πραγμάτων, nil intentatum relinquere II. 1079 E.—deficio II. 1078 A.—σθαι χρόνων τινος I. 66 A.—liberos I. 128 B. 351 B. 352 F.—cum inf. μικρὸν I. 150 D. 719 E. 724 A. 782 D. II. 359 F. ubi v. n.—Uxorem deſerere, repudiare II. 1034 A. Kuſter. Ariſt. Pl. 1033. I. 195 D.—πενίαν nil relinquere monentem I. 189 F.—πει τὸ οἰκεῖον natura II. 663 E.—ſcriptum II. 686 D. 779 D. 1126 C.—ſim. 243 A.—μαι τινος defero quem II. 868 C. I. 149 A.—paſſ. relinquitur quid II. 689 E. 1028 A. I. 8. F.—retinere II. 692 D.—activ. deliquium animi pati II. 694 C.—ſimpl. II. 695 B. 721 F. 431 A. 413 A. I. 117 D.—τινος relinqui a quo ſolum II. 707 D. 989 C. 990 D. 1020 E. I. 60 A. 104 B.—vacuum II. 722 A. —λόγον repudio II. 722 A. 1071 B.—veſtigium II. 728 B.—med. retro manere II. 816 C.—τὸν καιρὸν II. 988 E. —μικρὸν εἰς ἡλίου δυσμὰς paulo ante occaſum Ariſtid. I. 355.—ἀπολειφθέντες vento in mari, recte alibi ἀπολαμβ. vid. Dio Chr. 589 D.—pro παραλ.—omitto Dio Chryſ. XI. 159 C. D.—λελειμμένοι a mortuo II. 212 C.—πω μικρὸν συνάψαι II. 191 C. 215 A.—σθαι remaneo II. 191 A. 231 E.—filium moriens II. 174 F.—cui quid II. 183 B. 184 B. 207 E. 178 D. 181 B. 184 C. 186 B. 195 F. 205 D. bis.—ἀπολειφθέντες, f. ἀποληφθ. I. 197 E. 527 B. 652 B.—particip. numerale ut δεόντα I. 212 C.—σθαι τινος I. 216 D. II. 242 B.—τινα aliquem aliquo loco ponere ſententia I. 286 C.—librum ſcripſiſſe I. 307 C.—filius μετὰ τὴν τελευτὴν I. 318 D.—σθαι πολέμου non tractare bellum I. 358 B.—πω θέαν non video quid I. 379 B.—μαι ὑπό τινος, deferor, relinquor a quo I. 403 E.—ει me animus I. 421 E.—μαι mihi quid I. 434 C.—μαι hæres I. 452 B. —μαι τινος non advenio, abſum I. 486 F.—ω συμμαχίαν, an ἀπεῖπω I. 493 A.—μαι τοῦ λαβεῖν fruſtror, excludor

ex urbe ejectus Plato 681 F.—τῆς ἀρχαίας πολιτείας civitatis prioris expers Ariſtid. I. 218.

ἀπολισθαίνειν a litera quam enuntiare non poſſumus II. 277 D.—τινος II. 914 F. 950 B. 1005 D. I. 150 D. Attic. Euſeb. P. E. XV. 794 C.—II. 66 B. 396 B. I. 294 B.? 937 A.

ἀπολίτευτος I. 521 D. 550 D. Active II. 7 A. 1034 B. 1099 D. I. 57 F. 423 E.

ἀπολλύω vel -μι—in mare ἀπόλλυσθαι II. 729 B. 1113 C.—1116 C.—ἀπολοίμην εἰ μή σε τιμωρησαίμην II. 462 C.—υται urbs, diruitur II. 737 A.—ἀπόλοιο κακὸς κακῶς II. 760 C.—non me divitiæ perdent, ſed ego illas II. 831 F.—ἀπόλωλε de mortuo II. 1104 E. Philem. Stob. 569.—ἀπωλόμεθα εἰ μὴ ἀπωλόμεθα I. 126 F. Simil. II. 184 C. 185 F. ambig. I. 397 B.—milites, amitto eos pugna I. 167 D. 935 E. 996 A. II. 184 C.—ἀπολωλέναι in locum veniſſe ubi pereundum eſt I. 282 C.—λυσθαι per quid I. 584 A.—interfici I. 604 F.—μαι pereo II. 151 D. 157 C. 159 B. 191 D. 195 D. 219 A. 231 E.—et προσαπόλλυμι, fut.—λῶν I. 947 A.—pro ἀποβάλλω I. 983 C. bis.—μι me I. 998 E.—caput ipſe meum I. 1015 E.—pro ἀποβάλλω I. 1019 A. 1040 A. II. 18 D. 410 E. 119 B. C.—τι ὑπό τινος I. 1051 A.—ὑφ' ἐμαυτοῦ II. 191 A. 211 F.—ἀπολωλέναι clamo, me perire I. 1064 C.—ἀπολέσθαι ſimpl. II. 34 B.—f. perdo, perire facio II. 44 B. 46 E. 59 A. 65 D. 147 F. 159 B. 163 E. 185 A.—ύναι ἑαυτὸν εἴς τι II. 49 E.—καὶ διαφθείρω ib. et 67 F.—ἀπολωλὼς mortuus II. 109 B.—σι quem quid II. 123 D.—quid ſimpl. II. 126 F. 128 D. 135 C.—κακῶς II. 205 A.—ἀπολωλεκώς τι activ. II. 234 A.—ἀπολεῖσθαι II. 235 A.—amitto et perdo II. 211 E.—ἀπόλωλασι perierunt II. 241 B.—ἐσχάτως ἀπολωλὼς peſſime perditus, i. e. corruptus vitiis διεφθαρμένος Dio Chr. XXXI. 348 C.—ἑαυτὸν Dio Chr. 475 D. τὸν ἄνθρωπον ſc. Arrian. Epict. II. 9.—τοὺς νόμους Plato 653 C.—μι πολλὰ μέρη μεγαλονοίας per iram Plato 684 C.—μι τὸν χρόνον Ariſtid. II. 134.

'Απολλώνιον τὸ I. 1046 B.

'Απολλώνιος—nomen unde II. 421 E.

436 E. 842 F. I. 157 C. 326 E. 449 E. 489 E. 543 C. 836 A. leg. 868 B. 904 B. 950 B.—εσθαι malo II. 107 C. 110 E. 112 B.—ω quem II. 176 A. 181 B. 183 C. 207 C.—μαι e captivitate II. 206 A.—ω quem judicio II. 203 D. 236 A.—σθαι τινος II. 209 B.—ω ἐμαυτὸν τῆς αἰτίας ἢ τοῦ ζῆν II. 241 E.—σθαι ἔγκλημα Vit. Hom. §. 171. fim. Fragm. I. 1.—ἀπολῦσαι et ἀπολέσαι oppon. Antiph. Stob. 308.—ἀπολελυμένως abfolute, fimpliciter, omnino Callicrat. Stob. 486, 22.—μαι αἰτίαν Ariftid. I. 488. 501. II. 152. 228. 229.—ω ἐρώτημα folvo Ariftid. I. 331.

ἀπομαγδαλία I. 46 D. Gatak. Adv. p. 875 feq. Caf. Athen. 695.

ἀπομαλακίζομαι I. 45 D. 273 D. II. 226 F.

ἀπομαλθακίζομαι II. 62 A. 1097 A. I. 289 B.

ἀπομανθάνω I. 46 B.

ἀπόμαξις I. 31 C.

ἀπομαραίνω I. 423 E. 520 E. 755 A. 846 C. Paff. II. 20 B. 76 F. 663 B. 694 F. 696 F. 777 A. 792 D. 945 A. 1073 A. 1101 D. I. 74 B. 222. F. 238 D. 254 C. oppof. σβέννυσθαι II. 703 F.

ἀπομαρτυρέω II. 860 C. Porph. Abft. IV. 8.

ἀπομάττεσθαι ἑαυτῷ τι imaginem phantafiæ imprimere II. 455 E.—II. 984 B. Eunap. 7. Diog. L. II. 61.—abftergo II. 168 C. 1091 E. I. 31 B. 943 F. 1007 A. Caf. Athen. p. 7. 8. Eufeb. P. E. 472 D.

ἀπομάχομαι I. 383 E. 602 A. 720 F. 739 D.—verbis 538 C.—τινι contra quid I. 715 F.—πρός τι I. 985 F. Dio Chr. IV. 81 C.

ἀπόμαχος Himer. 714.

ἀπομέμφομαι II. 229 B.

ἀπομερίζω II. 320 D. Caf. Athen. p. 712. Plato 652 G.

ἀπομηκύνειν τινα aliquem removere in longinquum II. 514 A.

ἀπομιμέομαι II. 26 B. 53 C. 106 C. 681 E. 780 F. 970 A. 978 B. 1091 C. 1142 D. I. 10 E. 67 A. 202 E. 437 C. 479 E. 651 E. 666 B. 791 E. 813 A. 893 E. Plato 649 G. 656 F.

ἀπομίμησις I. 69 F. 200 C.

luce quæ vento efflatur II. 281 B.—τοῦ στόματος ἥδιστον II. 421 B. 623 E.—odorem quid ἀποπνεῖ II. 695 E. 396 B.—fimil. 734 E. 943 C.—efflare et amittere II. 791 B. —τι εἰς τι Metaph. I. 123 B.—τινος I. 666 B.

300 C.—quid de fonte I. 339 A.—έω τῆς αὐλῆς fubduco me ex aula I. 1050 F.—εῖ falfus amicus II. 49 D. 93 C. Sim. Plato 623 D.

ἀπόῤῥηγμα I. 978 C.

ἀποῤῥήγνυμι I. 711 C. Empedocl. Porph. Abft. II. 27.—I. 949 A.—II. 425 C.—ται lapis e cœlo I. 439 D. F.—apex montis 488 E.—laqueus I. 503 B.—φυγῇ I. 1004 C.—μαι τῆς φάλαγγος I. 361 E. 464 B. 561 D. 935 E. 946 E.—ται aër I. 496 F.—quem a fe Dio Chryf. 419 D. homo ἀποῤῥωγὼς impudens Mufon. Stob. 83, 8.

ἀπόῤῥησις qua quid ἀπείῤῥηται f. dictu nefas habetur II. 278 E.—teftimonii, excufatio I. 408 C.—interdictio, dehortatio Dio Chryf. XI. 178 D. XVII. 248 B. Ariftid. II. 390.—defectio Ariftid. I. 300. 374.

ἀπόῤῥητος—quod nominare nos pudet, nefandus II. 937 E.—arcanus II. 53 F. 63 B. 54 A. 70 F. 408 B. 714 B. 799 E. 815 A. I. 99 B. 164 E. 448 B. 514 C. 626 F.—liber Sibyllinus I. 176 B.—νόσος I. 277 E.—ὁ ἐπὶ τοῖς ἀποῤῥήτοις fcriba regius I. 502 E.—ον γράμμα I. 506 B. 639 A.—τὸ I. 586 E. 665 F. 894 D. 1026 F.—I. 332 C. 676 D. 680 F. 683 B. 820 E. 884 D. 902 B. 989 E. F. 990 D. E. II. 175 B. 180 D. 185 E.—ον ἱερὸν I. 870 B. 874 E.—δι' ἀποῤῥήτων clam I. 966 D. Ariftid. I. 492. II. 277.—Epiftola I. 1022 E.—a Laced. facta Ariftid. I. 511.—lites fratrum Ariftid. I. 483.—ον vetitum, maleficium Plato 682 D. f. infandum—vetitum, non ratum Plato 694 A. 697 B.—καὶ παρὰ φύσιν fceleftum, nefandum Dio Chryf. XXXIII. 409 C.—ἀπόῤῥητα pudenda II. 284 A.—I. 490 E. 526 B. II. 139 E.—vetitum vid. ad II. 239 D.—facra II. 671 C. I. 299 D. 631 C. 714 D. Ariftid. II. 319. 320.—ος λόγος II. 50 E. 728 F. I. 130 E. F. 538 E. 505 F. 341 D. 668 A. Ariftid. II. 391.—συνουσία I. 65 A. 67 C. 69 F.—πρὸς τοὺς πολλοὺς pro ἄῤῥητον I. 122 A.

ἀποῤῥιπτέον I. 339 C.

ἀποῤῥίπτω—λόγον fpernere II. 367 A. 801 B. 1106 A.—de eo qui abjectus et fpretus eft II. 788 B.—veftem I. 357 A.—μαι negligor I. 786 C. 985 C. 1041 C. 1062 D.

dro reddidit Bentl. Em. p. 11.—equus equitem I. 183 C. 237 C. Ariftid. II. 246.—τὴν δύναμιν f. paffiv. I. 185 C.

ἀποσημαίνειν εἴς τινα II. 177 B.—fimpl. fignifico II. 694 A. 1009 D. I. 10 D. 456 A. 507 A. Ariftid. I. 324.—prodigium Paufan. 854.

ἀπόσηψις II. 1087 E.

ἀπόσιτος II. 635 C. 687 D. Cafaub. Athen. p. 97. Porph. Abft. I. 27. II. 44. 45. Julian. 190 D. Ælian. N. A. VI. 3. VII. 10.

ἀποσιωπάω II. 58 B. 60 C. 182 E. 739 E. I. 196 A. 365 A. 753 E. 831 C. 989 A.—non refpondeo II. 157 C.

ἀποσιώπησις II. 1009 E.

ἀποσκάπτω Plato 617 C.

ἀποσκεδάννυμι τί τινος εἴς τι II. 580 B.—fimpl. II. 693 A.—τινος calumniam I. 411 A.—μαι I. 538 A.—hoftem e muro telis I. 700 C.

ἀποσκέπτεσθαι τι II. 582 C.

ἀποσκευάζω II. 674 E. med. (929 C. Empedocl.) I. 103 F. Weffeling. Diod. Sic. I. 612. Med.—μαι τι I. 969 C. 1058 C. 773 B. Dio Chr. XXXVIII. 456 B. Ariftid. I. 140.

ἀποσκευὴ II. 174 A. 197 D. var. lect. 924 C. I. 117 B. 325 B. 397 B.—impedimenta milit.—αἰ. I. 303 E. 508 E. 548 B. D. 584 E. 585 D. E. 593 E. F. 594 B. 654 E. 675 F. 678 A. 679 D. 684 A. 724 E. 945 A.

ἀποσκηνοῦν τὰ ὦτα πόῤῥω μουσικῆς II. 334 B. 592 C.—I. 892 F.—οῦσθαι τῶν ἰδίων II. 627 A.

ἀποσκήπτω Weffel. Diod. Sic. I. p. 81.—εἴς τι I. 628 B.

ἀποσκιασμὸς I. 155 B.

ἀποσκίδνημι I. 140 E. 180 F. 303 A.

ἀποσκιρτάω e fchola Himer. 332.

ἀποσκλῆναι—ἀπεσκληκὼς Æn. Gaz. 67.

ἀποσκνιφόω Empedocl. II. 929 C.

ἀποσκοπέω in locum I. 726 B.—981 B. Ariftid. I. 123. 263. II. 169. T. Hemfterhuf. Lucian. 304.

ἀποσκοραχίζω II. 740 A. Jambl. V. P. 112.

ἀποσκοτίζω II. 605 D.

—II. 816 A.—ἑαυτὸν II. 168 F. 203 C. 1069 D. I. 321 A. 822 F. 1004 F. 1074 E.

ἀποσφενδονάω II. 1062 A.

ἀποσφενδόνητοι II. 293 B.

ἀποσφραγίζω—μαι II. 784 E. I. 665 C.

ἀπόσχεσις II. 123 B. 125 C. 974 C.

ἀποσχίζω paſſ. I. 548 D. Plato 604 E.

ἀποσχοινίζεσθαί τινος (pro ἀποσχίζεσθαι) II. 443 B. Philo Jud. 1133 E.

ἀπόστασις ποδῶν II. 670 C.

ἀποτάττειν τι II. 201 A. I. 335 C. 683 B.—ττεται τοῖς ἀγῶσιν valedicit certaminibus Junc. Stob. 588. Sim. Jambl. V. P. 13. 145.—cui quid, Ariſtæus Euſeb. P. E. VIII. 350 D. Porph. Abſt. II. 38.—ἀπόταχτον quid, cibus vel ſtipendium cui deſtinatum Porph. Abſt. IV. 17.—ἀποταττόμενος τινὶ χώρας II. 120 B.

ἀποταφρεύω viam II. 1087 C.—I. 465 E. F.

ἀποτείνω neutre, erigor II. 936 A.—μενοι μέσων νυκτῶν cum particip. II. 60 A.—μενος quid dico Diog. L. V. 17. Euſeb. P. E. XV. 801 A.—τέτασθαι ad mare urbs Ariſtid. I. 24. Sim. 540.—μαι contra quem Porphyr. Abſt. I. 3. Philo 484 C.—ει ventus in locum Ariſtid. II. 332.—ἀποτείνειν fabulam proprie eleganter que II. 358 F. ſim. I. 792 C.—Ariſtid. I. 289. 355. Himer. 460.—ſonum II. 721 B. I. 455 F.—paſſ. II. 901 B. corrig. Euſeb. P. E. VI. 273 A.

ἀποτειχίζω metaph. II. 647 C.—II. 1126 B. I. 163 C. 209 A. 284 D. 535 C. 540 C. 549 B. 912 C. E. 913 A. 970 F.

ἀποτειχισμὸς I. 535 B. 549 A.

ἀποτέλεσμα opus abſolutum II. 575 B.—effectus II. 637 C. 673 E. 874 C. 879 C. 882 E. 886 B. I. 58 D. Hierax Stob. 107. Porph. A. N. 32.—ἀποτελέσματος δημιουργὸς, παραδείγματος μιμητὴς II. 1023 C.—Aſtrolog. I. 24 B.

ἀποτελεστικός τινος II. 652 A.

ἀποτελεσματικὸς Galen. T. II. 64 D.

ἀποτελευτάω—ᾷ τι εἴς τι II. 706 A. 968 B. Plato 702 B.

ἀποτίλλω II. 173 D.
ἀποτίμησις censuræ I. 550 F.
ἀποτίνυμι II. 1087 A.
ἀποτίνω I. 89 F. 755 C. 879 B. Plato 681 E. 692 A.—et τίνω junctum cum πάσχω sæpe ap. Platon. Leg. 683 B. F. G. 685 C. 686 C. F. 688 B. 690.
ἀποτολμάω I. 126 D. 454 D. 560 D. 815 A. 976 C. II. 11 D.—μαι activ. I. 1064 D.—μώμενος Plato 595 A.
ἀποτομὴ Geogr. II. 891 A.
ἀποτομία II. 13 D.
ἀπότομος I. 144 D. 344 B. II. 199 B.—rupes I. 548 A. 697 F. II. 161 F.
ἀποτόμως—ἀκριβὴς δίαιτα II. 131 B. Ariſtid. II. 325.—ib. II. 37.
ἀποτορνεύω Plat. II. 45 A.—ſimpl. Dionyſ. Al. Euſeb. P. E. XIV. 776 D.
ἄποτος II. 86 E. 705 D. 911 E. 940 D. I. 549 C.
ἀποτρέπω II. 145 A. 223 C. 754 E. 1089 E. 1127 D. I. 317 D. 531 C. E. 532 C. 340 A. 914 B.—μαι Deum I. 808 C.—ται fluvius 636 F.—μαι εἴς τι I. 536 B.—abeo I. 405 B. 862 B. 994 D.—med. τινος II. 970 E. 999 B. I. 330 B. 383 E.—πω malum genium II. 376 D.—ſocios, ἀποστρέφω hoſtem I. 588 E.—μαι τινα repellere II. 300 D. 122 B. bis.—ſimpl. neutre II. 163 F. 581 B. 1058 A. I. 149 A. 328 D. 503 D. Œn. Euſeb. P. E. 220 C. —paſſ. II. 700 E.—ἐπί τι II. 833 C. I. 20 F.—preces I. 183 E.—μαι hoſtem repello I. 1003 D.—ω quem I. 938 B.—τινος a vitio fugio II. 14 A.—al. ἀποστρέφω II. 85 A.—quem a vitio vel ſimili II. 89 B.—τὴν ὄρεξιν ἐπί τι II. 125 D.—perverto pro ἀποτρίβω vel διαστρέφω Plato 610 E.
ἀποτρέχω II. 74 D. 202 E.
ἀποτρίβομαι v. n. ad II. 82 C.—detero II. 966 C.—τὸ αἰδοῖον ἐν τῷ φανερῷ Diog. II. 1044 B.—σθαι hoſtes 259 C. 813 F.—πεῖραν I. 298 F.—amantem I. 429 C.—τὸ γῆρας opinionem ſenectutis I. 425 A.—μαι repudio I. 515 F. 642 C. 921 C. 991 E.—paſſ. curis Hierocl. Stob. 415, 21.

ἀποχώννυμι portum I. 746 F.

ἀποχωρέω de cibo II. 688 C.—in pugna I. 935 E. 1004 E. —Simpl. II. 236 D.—absum, ut ἀποδημέω opp. φιλοχωρέω Dio Chryf. VI. 92 D.—diverfus fum Ariftid. I. 226. II. 361.

ἀποχώρησις alvi exoneratio II. 232 F. I. 52 F.—II. 903 D. 907 C. I. 419 A.

ἀπόχωσις I. 935 B.

ἀποψάω λοιδορίαν II. 89 D. Ariftoph. Eq. 569.

ἀποψεύδομαι ἐλπίδος I. 315 B.

ἀποψηφίζομαι I. 458 A. 527 C. 800 B. D. 831 F. 972 E. —τινα I. 220 D.—I. 271 E. 299 F. 300 C. 304 E. 773 E. Ariftid. I. 988.—paff. τινος I. 754 D.—I. 756 B. 943 C.

ἄποψις II. 133 B. et ἀποστροφὴ Cafaub. Strab. p. 1152. I. 521 C.—ἀπόπτομαι Dio Chryf. I. p. 11 B. Bofch. Anthol. I. 37, 12. p. 284. Brod. p. 76.

ἀποψόφησις II. 866 C. Ariftot. Probl. XXXVIII. 7. hinc Apollon. Dyfc. c. XXII. Athen. 349 F.

ἀποψύχω—εται orator Ariftid. II. 392.

ἀπραγία I. 174 D.

ἀπραγμάτευτος Weffel. Diod. Sic. II. 190. Mufon. Stob. 167, 50.

ἀπραγμόνως II. 726 D. 787 A. I. 37 C. 212 F. 475 A. 390 C. 391 E. 653 A. 769 A. 595 E. facile 834 F. II. 131 F. 134 E.

ἀπραγμοσύνη II. 53 A. B. 87 A. 600 A. 604 C. 789 B. 1043 B. C. I. 357 D. 805 C. 915 A. 1055 E. Ariftid. I. 444.

ἀπράγμων II. 101 D. 778 B. 815 B. 824 B. 945 A. 1043 B. I. 63 B. 225 B. 280 C. 395 F. 425 E. 472 D. 484 D. paff. 507 E. 630 C.—Dio Chr. 520 B.

ἄπρακτος II. 1114 B.—dies nefaftus II. 270 A. I. 210 B. —a negotiis immunis II. 776 E. 792 B.—non efficax II. 42 D. 73 A. 92 C. 114 C. D. 118 B. 165 C. D. 188 B. 504 C. 722 D. 946 B. 999 E.—I. 115 A. Weffel. Diod. Sic. I. 694. I. 184 D. 205 C. 265 C. 271 E. 306 E. 382 D. 397 A. 358 B. 370 D. 463 F.

II. 165 E.—repudio I. 736 E. 982 B.—ἀπωθεῖσθαι ignominiam Cæf. 734 C. II. 241 D. leg. ἀπώθεν. Vid. Valcken. ad Theocrit. p. 259. et feq. Præterea ita occurrit ap. Julian. Or. I. p. 17 D. Demofth. Falf. Leg. p. 408, 22. ed. R. Themift. Or. VIII. p. 103. Heraclid. ad calcem Cragii Rep. Lac. p. 498.—I. 615 A.—Simpl. II. 91 B. 903 E. 1070 A. 1101 E. 1129 B.—I. 86 B. 126 E. 140 F. 165 F. 501 F. 695 F.—πένθος II. 114 D. παρωθεῖσθαι II. 119 C. Archiloch. Stob. 617. Brunck. An. I. p. 40.—λύπην Dio Chryf. Or. III. 41 D.—εὐλάβειαν II. 432 E.—vitium II. 483 C. 47 D. Jambl. V. P. 171. 223. fim. Ariftid. I. 263.—non admittere fermonem, ut eam te non intellexiffe fimules II. 522 B.—poculum recufare II. 831 B.—II. 712 F. 713 C.—fimplic. refugio II. 662 B. 663 D. 1025 C. 1023 A. mf.—paff. remitti II. 700 A.—repudio munus II. 813 C. 820 C. I. 218 D. 319 A. 395 D.—hoftem II. 869 B. I. 421 D. 615 D. 731 C. Ariftid. II. 415.—ἀπεωσμένος II. 953 E.—ἀπωσμένος τινος II. 925 A.—vento II 984 A.—τροφὴν II. 987 E.—τινα I. 237 E. repudio I. 570 C. 660 D. 794 A.—ω τινα τινος e loco, non admitto quem I. 999 C.—μαι quem a janua I. 777 B.

ἀπώλεια I. 972 F. II. 116 C. 221 C.

ἀπώμοτον II. 285 F. Dio Chryf. IV. 76 A. f. R. XXXII. 362 C. Plato 638 A. Ariftid. I. 273. vid. ἀπόμοτος.

ἀπωτάτω (γενέσθαι τινὸς) II. 66 C. 83 D. 91 A. 645 B. 673 A. 798 F.—II. 656. 135 B. 953 E. 954 A. 1015 C. 1102 D. I. 289 E. 395 E. 502 F. 505 F. 533 C. 535 C. 555 D. 558 D. 598 D. 654 D. 717 F.

ἀπωτέρω II. 972 E. I. 438 D. 635 D. 700 C. 937 D. 1009 A. 1067 B.

ἀπωχυρόω—μαι πρός τι I. 852 C.

ἄρα utique, certe I. 170 B. 790 F.—γε init. I. 269 E. 958 B. ἆρ' οὖν;—ἢ II. 94 E. 152 F. 156 E. 157 D. 159 D. 170 D.—ἆρα interrog. II. 105 B. 1060 A.—plene abund. ἐκαλεῖτο δὲ ἄρα 'Αλύνομος II. 340 D. 385 E. Sim. 151 F. Nicoftr. Stob. 427, 21. Plato 673 B.—ἄρα δὴ ab initio periodi II. 384 D. cum οὖν II. 493 B.—τοῦτο

ἄρδην perire II. 410 C. 771 C. 1119 F. 1125 C. I. 138 E. 568 D. 731 F. 734 B. 769 E. Ariſtid. I. 401. 405. 496.—jung. cum ἀρχὴν I. 373 F.

ἄρδω—μαι de anima II. 477 B. Himer. 604. 644.—malo ſenſu II. 566 A. Plaut. Moſt. I. 2, 63.—Simpl. II. 664 E. 688 E. 974 E. Ariſtid. I. 261.—καὶ βρέχω II. 939 B.—Metaphor. Muſgr. Eurip. Suppl. 209.—equum I. 267 C.

ἀρειμανίων Genit. Simyl. I. 28 D.

ἀρειμάνιος II. 262 C. bellicoſus 321 F. 758 F. *Belli inſane cupidus* Nicetas ap. Senec. Controv. VIII. fin. Diog. Laërt. VI. 61. Philo Jud. 736 A.

ἄρειον melius Ariſtot. II. 115 D.

Ἄρειος—ον πεδίον Romæ I. 100 F. 647 D. 883 C.—Jupiter I. 385 C.—πάγος I. 88 D. E. F. 96 C. 157 A. 90 E. 117 A. 155 F. 157 A. 488 A. 748 E. 852 D. 857 F. 873 A. II. 794 B. 812 C. 846 C. 850 A. quamdiu fuerit Wernſdorf. Himer. 162.—Val. Max. II. 6, 4. vv. dd. ad Lucian. II. 899.

ἀρέσκευμα I. 893 E.

ἀρεσκεύομαι II. 4 D. var. lect.

ἀρέσκον placitum philoſoph. II. 448 A. 1006 C. 1036 B. —ἀρέσαντα πᾶσι dicere I. 331 B.—ει τι fine dativo I. 544 D.—οὐκ ἀρεσκομένην ἀπόκρισιν docui I. 834 E.—ει me quid Dio Chr. 440 C. 499 A. 557 A. Plato 595 E. 637 A. Ariſtid. II. 250.

ἀρέσκω placeo II. 6 A. 44 C. 51 F. 52 F. 187 F. 217 D. 809 B.—I. 821 B.—μαι placeo II. 4 D. I. 695 C. 873 C.

ἀρεστὸς Chryſipp. II. 1039 C. Upton. Ind. Epict.—τινι II. 413 E. 854 A. I. 165 D. 183 C. 741 A. 919 F.—I. 289 B. II. 39 B. 99 B.

ἀρεστῶς cui λέγειν, II. 6 B.

ἀρετὴ cujuſvis rei præſtantia II. 667 F. 668 C.—ὀρθὸν εἰς ἀρετὴν ἐλθεῖν educatione II. 757 F.—opp. ἀνάγκη II. 868 E.—eſt καλὸν opp. συμφέροντι II. 868 E.—et τύχη opp. I. 153 B.—τὴν ἀρετὴν εἰς χρείας ἀνθρωπίνας καταμιγνύναι I. 162 C. τὰ ἀπ' ἀρετῆς ἔργα I. 152 E.—corporis I. 192 B.—

B.—κινήσεως II. 1074 A. καὶ πέρας II. 1082 B.—def. II. 1085 B.—καὶ ὕλη II. 1069 E. fimil. 436 B.—αὖθις ἑτέραν ἀρχὴν λαβόντες II. 1073 D.—ἐξ ἀρχῆς f. omnino II. 1094 A. 1096 D.—ἐξ ἀρχῆς non accedere ἐπὶ τὰς τοῦ πλήθους ἀρχὰς omnino non accedere ad remp. II. 1125 C.—ἀρχὰς ὑποσπείρω τινι I. 165 B.—ἀρχὴ μέσον καὶ τέλος II. 738 F.—ἀρχῆς κρείττονος ἄμοιρος II. 744 E.—γάμου ἀρχὴν ποιεῖσθαι τὴν ἀκρασίαν II. 753 B.—ἀρχὰς δοῦναι τινι II. 757 B. 1118 C.—καὶ κίνησις II. 758 E. 770 B. I. 139 A.—ἀρχὴν γενέσεως ἔχειν II. 857 D. 875 B. 945 C. 1049 D. Didym. Eufeb. P. E. 821 B. Plato 602 G.—ἐν ἀρχαῖς pro ἀρχῇ II. 874 D.—ἀρχὴ definit. II. 875 C. feq.—differt a στοιχείοις II. 875 C. feq.—ἀρχὰς λαμβάνειν II. 949 F. I. 97 C. 113 A.—καὶ πηγὴ II. 56 B. 947 B. 1013 C.—ἐκ νέας ἀρχῆς αὖθις II. 959 B.—καὶ τέλος II. 962 A. I. 142 C.—Muf. II. 1142 F. 1143 B.—ἀρχὴν ἑτέραν λαβεῖν denuo incipere I. 979 D.—παιδικὴ ὀργῆς I. 982 C.—et ἄρχων I. 987 D.—τὴν μεγάλην ἀρχὴν ἀποβαλὼν Pompeius f. leg. μάχην I. 999 C. conf. 985 A.—θαλάττης I. 1022 A.—ἐξ ἀρχῆς alicui rei ftudui I. 1027 E.—ἔτους I. 1062 C.—ἀρχὴ ἄνδρα δείκνυσι Demofth. Exord. 56. II. 811 B. I. 887 C. Barton. Harpocrat. v. vid. Mauffac. Diog. L. I. 77. Diogenian. II. 94. Suid. Strom. Schott. 23.—καὶ δύναμις II. 37 A.—ἀρχῆς ἀποβολὴ liberari ab imperio II. 37 D.—cauffa fimpl. II. 38 E.—imperium, de ea differit philofoph. II. 46 B. 154 C. 166 D.—cauffa τὸ αἰδεῖσθαι ἀρχὴ τοῦ σωθῆναι II. 46 E.—difcendi, αἱ πρὸς τὰς μαθήσεις ἀρχαὶ, al. αἱ πρῶται μαθήσεις II. 47 B.—initium, fim. II. 47 C. 48 B. 125 C.—ἀρχὴ ἡ ἀλήθεια πάντων ἀγαθῶν θεοῖς etc. Plat. pro ἄρχει II. 49 A.—ἀπὸ τῆς ἀρχῆς σκοπῶμεν initium non difputationis fed rei de qua agitur II. 51 D.—χρόνου initium II. 115 C.—munus II. 102 E.—ἀρχῆς μέγεθος II. 103 E.—ἀπ' ἀρχῆς II. 104 C. 143 A. 146 C. 162 C. 171 C.—ἐν ἀρχῇ initio II. 138 E.—λόγος non habet ἀρχὴν, fundamentum, veritatem II. 398 F.—δεῖσθαι τῆς ἀρχῆς ad confulem accedere aliquod ab eo petitum I. 188 A.—cauffa I. 229 D. E. II. 102 C.—rumoris I. 268 B.—leg. ἀρετὴ I. 315

ἀρχιγραμματεὺς II. 583 B.

ἀρχιερεὺς II. 89 E. 672 A. 675 D. I. 139 E. 455 C. 710 C.D. 828 B. 1065 D.—et ἱερεῖς Plato 688 C.

ἀρχιερωσύνη I. 655 B. 728 B.

ἀρχίκλωψ I. 1029 C.

ἀρχικὸς II. 5 E. 221 E. 816 E. I. 58 D. 568 E. Plato 686 E. 590 B.—κὴ δύναμις philoſophice II. 878 C.

ἀρχικυβερνήτης I. 702 A.

ἀρχιμάγειρος II. 11 B.

ἀρχιμῖμος II. 474 E.

ἀρχιοινοχόος I. 385 D. 705 E.

ἀρχιπειράτης I. 642 F.

ἀρχιτεκτονέω I. 160 B.

ἀρχιτέκτων II. 156 B. 159 E. 802 A. 807 C. I. 543 E. 679 E. F. 1064 B.—et τέκτων Ariſtid. II. 97.

ἀρχιυπερασπιστὴς I. 583 C.

ἀρχοειδὴς II. 1085 C.

ἄρχω—χειρῶν ἀδίκων II. 193 B. Plato 658 E. Baſil. M. T. I. 375 A. 405 C. v. Leopard. Em. X. 12. 13.—impero II. 139 B. 147 D. I. 171 D. 151 E. 152 B.C. 154 E.—ειν imperare non poteſt ἀνόητος II. 100 A.—ἄρχομαι ἀρχὴν II. 1016 B.—magiſtratum gero II. 1129 C.—ἄρχω κατὰ κράτος I. 77 A.—archon ſum I. 114 C. Inſcript. ſic ap. Tayl. Lect. Lyſ. p. 323 R. I. 319 B.—ἄρχοντες magiſtratus I. 135 D.—τινι impero cui I. 320 F.—ἀρχὴν ἐπώνυμον I. 318 D. 321 E.—νόμων I. 382 E.—μενων ſubditi I. 514 D.—militaris I. 188 E. 524 B. 526 A. E. 634 A. 650 E. 655 C. 663 E. 826 F. 916 E. 923 C. 945 B. 943 A. 996 B. 1054 B. 1057 C. 1061 B.—ἄρχω ἀρχὴν I. 566 C. II. 151 E.—μαι ἀπό τινος quaſi deo I. 591 B. 597 F.—τὸ ἄρχον eſt deus I. 680 F.—ἄρχειν rerum potiri I. 873 A.—ἄρχουσα mulier imperioſa I. 875 B.—ἀρχθεῖσα terra a quo I. 911 B.—ἄρχειν ἄρχοντος I. 920 D.—opp. ἰδιώτῃ militum I. 936 B.—auguſtus ſum I. 955 E.—ἄρχω καὶ κρατέω I. 1006 A.—ἀρξάμενος I. 1022 A. abund.?—ἄρχω prætor ſum I. 1043 B.—ἄρχων pædagogus vel λόγος II. 37 D.—ων ἄρχεται ὑπὸ τῶν νόμων II. 211 A. conf. B.—et ἄρχομαι II. 211 A. 5 C. 172 E.

232 D.—ἄσημον factum iron. I. 869 B.—clamor I. 1003 B. 1030 C. latratus canum 1036 E.—locus II. 208 D.

ἄσηπτος II. 659 C. 665 C. 684 B. C. 968 A. 1095 A. Ariſtid. I. 254.

ἀσθένεια II. 17 D. 68 E. 139 B. 191 A. 204 E. 1075 B. 1076 E. 1122 C. I. 132 C. 847 D. 998 B. Plato 656 A.—viſus, f. ἀτένεια II. 680 D.—mulieris, ἀτονία viri II. 905 A.—in arte, imperitia II. 53 D.—oculorum II. 88 E.—θυμοῦ II. 90 C.—ψυχῆς II. 116 E. 119 D.

ἀσθενέω pro νοσέω I. 350 D. 988 E. II. 129 C.—et ἀθυμέω I. 538 B.—II. 209 F.

ἀσθενὴς II. 16 E. 87 D. 93 F. 113 A. 125 C. 127 B. 174 F. 230 D. 240 A. 224 F.—τι ποιεῖν I. 173 E.—οὐδενὸς ἀσθενέστερον II. 734 A.—effigies II. 735 B.—τιμὴ II. 990 D.—urbs I. 1038 C. Markl. Eurip. Suppl. 188.—καιρὸς ἀσθενὲς ἔχων τὸ δίκαιον I. 186 E.—argumentum I. 318 E.—ὕστερος ὢν ἢ ὥστε δοξάζειν II. 170 F.—ἀσθενῶς καὶ ἀπιθάνως quid narrare Dio Chryſ. XI. 180 B. f. ἀναισχύντως.

ἆσθμα I. 420 E. 577 A. 746 A. II. 77 A. 99 B.—τος μεστὸς I. 897 A.

ἀσθμαίνω I. 420 F.—inani ſtudio metaphor. Hippocr. Ep. XX. p. 23 E.

Ἀσιανὸς I. 800 C. rhetor I. 916 D. 925 F.

Ἀσιάρχης Ariſtid. I. 334.

Ἀσιὰς lyra Muſ. II. 1133 C. Conf. Etym. Ἀσίατις et Steph. Byz. Ἀσία—urbs Aſiæ I. 581 A.

ἀσιγησία II. 502 C.

ἀσίδηρος I. 563 C.

ἄσικχος II. 132 B. Valck. Annot. N. T. p. 340. I. 49 F.—σικχὸς II. 87 B.

ἀσινὴς II. 281 C. victima II. 437 A. Activ. II. 727 C. —Porph. Abſt. IV. 2. ἀσινέω Euſeb. Stob. 310, 11.

ἀσιτέω II. 237 E. Ariſtid. I. 280. ſæpe 286.

ἀσιτία II. 132 D. 134 F. Ariſtid. I. 282. 285. 286. 306. 355.

ἄσιτος II. 187 D. 705 D. 734 A. 770 F. 969 C. I. 595 A. 772 A.—καὶ ἰσχνὸς Plato 581 B.—Ariſtid. I. 350. 355.

ἄστατος II. 103 E. 885 C. 949 B. 945 B. I. 553 B. Galen. Protr. T. II. p. 4 A.

ἀσταφὶς Plato 649 D.

ἄσταχυς II. 994 C.

ἀστείζομαι I. 310 C.

ἀστεῖος—ſcitus II. 124 B. 135 D. Nicoſtr. Stob. 427. Ariſtid. 506. 511.—homo probus, ut elegans apud Latinos II. 25 C. (urbanitas virtus apud Stoicos Cicer. Ep. Div. III. 7.) 35 E. 443 C. 672 E. 778 A. 779 B. 881 C, 1038 B. 1043 B. 1046 C. I. 112 C. 139 D. 237 C. 337 E. 904 B.—opponitur αἰσχρῷ II. 584 C. 707 D. 709 B.—βίος, an pro ἀστικὸς? I. 407 B.—bonus II. 80 E. 12 F. 25 C. 29 B. E. 35 E. 67 E. (αἱ ἀπαρχαὶ f. θεῖαι 114 C.) 143 B. 592 A. 705 B. 751 B. 822 B. 1060 D. I. 667 B. 755 A.—vinum II. 620 B.—alluditur ad ἀστὺ I. 41 F. conf. II. 124 B.

ἀστείως II. 4 F. 7 C. 74 D. 123 E. 737 C. I. 86 C. 909 B.

ἀστένακτος II. 171 C.

ἀστενάκτως II. 107 A.

ἀστερίζω II. 888 C.

ἀστεροειδὴς II. 933 C.

ἀστεροπὴ Solon I. 80 B.

ἀστερόω II. 879 E.

ἀστερωπὸς II. 879 F.

ἀστεφάνωτος I. 215 B. Junc. Stob. 589.

ἀστὴρ II. 745 F. 746 A. 1029 B. 1030 B.—diſting. a πλανωμένη σφαῖρα II. 1028 A.—I. 1008 B. II. 161 E. Plato 703 B. C.—magnus vir Epigr. II. 1098 A. I. 316 C.—Ἄρεως et ſim. genitiv. II. 19 E.—piſcis II. 978 B.—ἀστέρων πρὸς ἡμέραν φερομένων ſub finem noctis Ariſtid. I. 351.—differt ab ἄστρον Hermes Stob. Phyſ. p. 480. ib. 518. Valcken. ad Heren. Philon.

ἀστιβὴς I. 522 D.

ἀστικὸς II. 847 F. I. 456 C.—ἀστυκὸς vid. II. 839 D. Duker. Thucyd. V. 20.—et Ἀττικὸς urbanus confunduntur Ruhnken. Longin. p. 147 ſeq.

ἄστολος I. 77 A.

ἀσύνδηλος I. 56 E.
ἀσυνειδήτως II. 214 E.
ἀσυνέτως II. 141 B.—ἀσύνετός τινος Porph. Abst. III. 3.
ἀσυνήθης II. 47 B. 127 A. 709 E. 733 A. 783 C. I. 743 E. 838 C.—et ἀδύνατον differunt II. 163 D.
ἀσυνήθως II. 678 A.
ἀσύνθετος II. 1085 B.—Mus. II. 1135 B. bis 1144 B.
ἀσύντακτος—ὄχλος I. 159 B.—οι milites I. 747 B.—I. 241 D. 1014 E.—ον schem. Rhet. vit. Hom. §. 41.—non præparatus ad dicendum II. 6 D.
ἀσυντάκτως I. 525 A. 497 C.
ἀσυντέλεστος II. 1056 D. 1083 A.
ἀσύστατος II. 697 A. 963 F. 1025 A. 1014 B. 1123 C.
ἀσφάλεια imperatoris I. 382 B. 1015 A.—I. 751 F. 852 B. 988 F. 1040 B. II. 56 C. 147 D.—σώματος tyranni I. 1039 B. D.—orationis II. 789 D. 803 F. conf. ind. Isocrat.—ἀναγκαία II. 984 C.—καὶ ἕδρα II. 1058 F.—vitæ II. 1124 D.—I. 35 F. 93 A. 98 E. 113 B. 155 D. 163 A. 169 D. 170 D. 286 A. 302 F. 374 C. 471 D. 526 D. 531 D. 534 C. 566 A. E. 567 E. 615 D. 618 D. 589 D. 591 D. 595 E. 653 C. 817 B. 871 F. 1021 C. II. 428 D. 431 A.—profectionis, libera discessio I. 966 C.—αν γράφω Juridic. Epict. Diff. p. 235.—duplex Aristid. I. 421.
ἀσφαλὴς II. 13 E. 126 C. 135 A. 984 B. 1043 B. F. 1063 C. 1118 B. I. 89 A. 110 E. 114 C. 125 E. 173 D. 154 F. 191 B. 427 B. 566 D. 589 E. 650 A. 663 E. 744 B. dux 771 F.—κοσμὸς II. 39 B.—γνώμη I. 1028 E.—et ἐπικίνδυνον II. 7 A.—ἐν ἀσφαλεῖ esse II. 88 A.—incolumis II. 161 F. Plato 667 E.—ἀσφαλές μοι τοῦτο ποιεῖν Plato 684 F.—ἀσφαλὴς et πανοῦργος Aristid. I. 399.—imperator Aristid. I. 66.
Ἀσφάλιος Neptunus I. 17 D. Pausan. 234. Aristid. I. 17.
ἄσφαλτος I. 685 D.
ἀσφαλῶς I. 350 E. 370 C. 438 C. 531 A. 553 C. 614 D. (iron.) 965 E. II. 47 E. 71 E. 179 B. Plato 698 G. —dicere Hom. Aristid. II. 98.—ἑστερον I. 627 E.
ἀσφάραγος idem ac βρόγχος II. 698 D. E.—I. 4 C.

1061 A.—superlativ. II. 1075 D.—I. 130 E. 133 A. 187 D. 617 B. 706 B. 886 E. 958 E.—inexpectatus I. 227 D. 229 D.—somnium I. 740 C. 922 F. *inscitum* Plaut. III. 1, 5.—ineptus I. 925 D.—καὶ δυσχερὲς opinio II. 16 D.—πρᾶξις II. 18 A.—malus II. 18 E. 19 B. 27 F. 32 E.—Simpl. II. 124 F. 128 B. 129 A. 166 A. 168 B. 170 D. vulgo. Plato 698 H. 704 B.—ἄτοπος καὶ μὴ ἄτοπος Plato 697 F. 699 A.

ἄτρακτος II. 271 E. F. 564 A. 592 A. 745 F.

ἄτρακτος βίου II. 586 A.—οὐ διαμαρτεῖν II. 762 A.—σκότους Poët. II. 931 E.—simpl. II. 969 A. I. 370 D. 463 B. 343 D. bis. 720 A.—λόγων Empedocl. II. 418 C.

ἀτράχηλος Teles Stob. 575.

ἀτρεκὴς II. 320 B. 937 E. 938 E. 1006 E.—ἦτορ Parmenid. II. 1114 D. I. 24 A.

ἀτρεκῶς II. 974 F.

ἄτρεμα I. 384 D. 532 A. 619 D. 654 E. 691 B. 699 C. 744 A. 790 A. 808 B. 821 A. 841 E. 883 A. 896 B. 907 A. 921 E. 946 A. 562 F. 1002 A. 1044 E. II. 71 B. 72 A. 73 D. 123 B. 133 A. E. 200 F. 205 F.—II. 558 D. 623 B. 636 C. 698 C. 699 D. 707 B. 714 E. 718 E. 722 D. 926 C. 968 E. 970 D. 972 D. 1101 D. I. 125 B. 167 E. II. 422 B. 395 C. 400 B. I. 178 B. 327 D. 329 B. 330 F.—II. 85 B. 51 E. 71 B. 75 D. 76 B. 77 E. 83 B. 85 D.—firmiter, vere I. 126 B.—quiete I. 307 B. II. 85 D.—ἔχω I. 931 F. Jambl. V. P. 185.

ἀτρεμαῖος II. 722 F.

ἄτρεμας mediocriter II. 1062 C.

ἀτρεμεῖς fœm. linea I. 837 F.

ἀτρεμέω I. 27 A. 106 A. 108 D. 210 D. 229 A. 243 E. 263 C. 299 B. 213 A. 330 A. 389 E. 438 B. 449 C. 576 D. 343 D. 656 B. 654 B. 670 E. 650 D. 652 D. 716 F. 736 C. 747 B. 790 C. 926 D. 946 B. 977 B. 1009 E. 1045 F. II. 91 C. 134 A. 156 D. 169 D. 714 E. 926 A. 979 C. 1005 D. moveor inæqualiter II. 939 A.—et ἀτρεμίζω Aristid. II. 390. 193.

ἀτρεμὴς Parmenid. II. 1114 C.

ἀτυχέω II. 860 F.—σκόπου II. 582 F.—clade affici I. 138 C. 410 B.—et δυστυχέω Epict. diff. p. 330.—οὐδενὸς I. 435 F. 681 F. Xenoph. H. Gr. III. 1, 19. Eunap. 83.—τινὸς I. 763 F. Ælian. N. A. VI. 12.—ἐπὶ τοῖς ἀώροις infelix fum in immaturis, i. e. natos immaturos morte amitto II. 113 C.—in eligenda re aberro a vero Dio Chr. 463 A.—ἔν τινι Ælian. N. A. VI. 19.

ἀτύχημα quomodo differat ab aliis II. 468 A.—clades II. 397 F. I. 138 B. 148 D. 256 A. 368 E. 1004 E. Dio Chr. 415 C.—I. 770 D. II. 96 A. 72 B. 166 E.

ἀτυχὴς qui fua culpa infelix eft. II. 462 D. fic ἀτυχία 112 B. Dio Chr. 521 D. 600 D.—πρός τι II. 485 D.—II. 1076 D. 221 A.—qui quid non accepit II. 98 F.—ἀτυχής τινος Plato 672 E.

ἀτυχία. f. ἀτοπία II. 1075 D.—clades I. 138 A. 140 F. 179 E. 207 C. 302 D. 662 E. 855 C. 1006 C. 1024 C. II. 195 D.—mentis error, ejus qui fua ipfe culpa infelix eft II. 112 B. fimpl. calamitas II. 117 A.—αἱ II. 103 A. 106 B.—ία et εὐτυχία belli II. 195 C.—II. 230 B.

αὖ pro καὶ II. 975 B. Œnom. Euf. P. E. V. 213 A. Contra II. 979 A. αὖ τοὺς pro αὐτοὺς II. 35 D.—αὖ πάλιν II. 1078 C. 60 D. 134 F. 157 B. 163 E.—in fin. Plato 697 F. 699 B.

αὐγασμὸς II. 894 E.

αὐγάσδεο Lacon. II. 238 B.

αὐγὴ—ὑπ' αὐγὰς videre τι II. 462 D. 623 C. Mufgr. Eurip. Hec. 1154. ἐν αὐγῇ σελήνης dormire II. 658 E.—differt a φλὸξ λευκὴ II. 732 C.—Lux II. 36 E. 396 A. C. 407 E. 950 B. 952 E. 953 B.—in fedibus beatorum II. 1105 B.—I. 66 D. 741 A. II. 158 D.—ferri, λαμπηδὼν æris I. 265 A.—armorum I. 592 A.—quæ eft circum flammam I. 685 D.

αὐγοειδὴς II. 922 D. 928 C.

αὐδηεὶς—εσσα poët. Ariftid. I. 26.

αὔδρία Plato 648 H.

αὐθάδεια II. 808 D. 816 C. 854 A. I. 169 D. 220 D. 234 D. 444 A. 555 A. 635 D. 651 E. 786 D. 787 F. 961 B. C. 964 A. B. 981 B. Ariftid. I. 219. II. 60. 150.

ſuavitate Jamb. Stob. 315.—καὶ πολιτικὸς II. 68 B.—et πικρὸς de medic. et parrheſ. II. 49 E. 51 C. 67 B.

αὐστηρῶς II. 19 C. 180 E. 784 D.

αὐτάγγελος II. 347 C. 353 C. 489 E. 740 B. I. 268 C. 344 C. 896 A. 949 B. 1014 A. Ariſtid. I. 122.

αὐτάγρετος Simonid. Stob. 529. Neoptol. ib. 602.

αὔτανδρος navis I. 496 C. 895 E.

αὐτάρκεια II. 57 C. 101 B. 828 C. I. 63 D. 78 C. 354 F. Porphyr. Abſt. I. 54.

αὐταρκέω Ariſtid. I. 330. vid. ἀνταρκέω 355. 389. Iſocrat. 227.

αὐταρκὴς ἑαυτῷ II. 461 C. B.—II. 792 E. 958 B. 1052 C. E. 1058 C. 1068 B. 1070 B. I. 59 A. 135 D.—ſcriptor qui omnibus placet II. 854 A.—πόνος non nimius Vit. Hom. 208.—εἰς διάλυσιν qui exitio reſiſtere poteſt. II. 888 A.—πρὸς ἀρετὴν I. 60 A.—ἔργον dei II. 413 F. 423 A.—πρός τι II. 1143 D. 1144 C.—ſimpl. II. 101 D. 159 C. 1145 A. I. 355 A. B. 695 C. 847 C.—paſſ. καὶ ἱκανὸς II. 157 A.

αὐτεπάγγελτος II. 510. Pauſan. p. 350. Iſocr. Demon. p. 9, 3. Ariſtid. I. 266. 477. 481.

αὐτήκοος I. 822 A. II. 9. C. Vit. Hom. § 212.

αὐτίκα γοῦν ex. gr. II. 69 A.—δὴ μάλα II. 963 B. 3 A.—γοῦν II. 1077 F. ex. gr. II. 445 A. 746 D. 1137 D. 1138 A. 32 E. Ariſtid. II. 360.—I. 532 E. 544 E. II. 168 E.—μάλα I. 936 C.—Rh. Porph. Abſt. II. 2.

αὐτοβοεὶ I. 733 A. 911 A.

αὐτογνώμων—όνως I. 891 D.

αὐτόγραφος II. 1115 C. I. 582 D.

αὐτοδίκαιον Ariſtid. II. 182.

αὐτόδορος cum ipſa pelle II. 694 B.

αὐτόδακτος Æſchyl. II. 434 A.

αὐτοθάνατος qui ipſe ſibi mortem conſcivit II. 293 E.

αὐτόθεν II. 1078 D. 1083 A. 1087 D. 1089 F. 1092 A. 1106 C. I. 89 A. 111 B. 150 D. 563 D. Porph. Abſt. II. 4. Ariſtid. I. 107.—e veſtigio ex eo, tempore et occaſione II. 57 A. B.—131 F. (Muſon. Stob. p. 160, 12.) 363 C. 377 C. 392 E. 407 C. 421 F. 450 E. 529 B.

936 B. 929 B. 946 E. 951 C. 952 A. 999 E. 1003 E. 1005 B.—Rom. ut Anton. et Octav. I. 940 F. 941 E. —ρες καὶ στρατηγοὶ Rom. I. 560 C. 630 A. 763 D.—στρατηγὸς Barbar. I. 573 B.—Rom. I. 655 A. 651 F. 645 B. 959 A.—ωρ καὶ στρατηγὸς I. 781 E.—adjectiv. magistratus I. 866 D.—ἑαυτοῦ Aristid. II. 431.—διαλλάκτης I. 1033 B.—ἡγεμὼν Gr. 1045 B.—Cæs. Rom. Princ. Aug. I. 1053 D. bis, F. 1054 C. 1055 A. D. F. 1056 C. 1057 B. C. 1058 D. E. 1059 A. B. D. 1060 D. 1061 A. B. 1062 D. 1063 A. 1064 B. C. 1065 C. 1066 B. C. E. 1068 C. 1069 A. 1071 A. 1073 D. E. 1074 E. II. 123 D. 172 B. C. 203 C. 204 A. Dio Chr. 529 A. 547 D. 487 C. 490 D. 510 D. 514 A. 515 D. 519 A. B.

αὐτολήκυθος II. 50 C. ubi v. n.

αὐτομάθεια II. 973 E.

αὐτομαθὴς II. 992 A.

αὐτοματία Timoleontis II. 816 D. I. 253 D.

αὐτοματίζω II. 807 F. 608 E. Aristid. II. 389.—αὐτοματισμὸς Porph. A. N. 32.

αὐτόματος II. 706 E. 1015 B. 1045 C. 1055 C. 1115 B. I. 241 E. 674 A. II. 90 C. 127 D. Aristid. I. 461.—πῦρ I. 455 F.

αὐτόματον latius patet quam τύχη II. 572 D. 885 C. 426 D.—ἐκ ταυτομάτου II. 420 B.—καὶ τύχη II. 398 B. F. I. 167 F. 190 E. 568 D. 768 A. sim. II. 98 C. 99 D. —ἀπὸ τοῦ αὐτομάτου I. 241 C. 384 B. 555 A. 686 A. 835 B. 1007 A.—αὐτόματον καὶ θεῖον in augurio Dio Chryf. XXXVI. 414 C.—καὶ δαιμόνιον ἡ τύχη Dio Chryf. XXXIV. 421 D. Sim. L. 542 D.—αὐτόματα mala λοιμὸς, σεισμὸς Dio Chryf. XXXVIII. 474 A.—φύσει Dio Chr. 499 D.—τύχη Dio Chr. 600 B. 603 A.

αὐτομάτως I. 386 C. 469 C. 520 D. mori.—II. 676 D. 678 E. 825 B. 906 D. 1055 D. I. 8 A. 34 D. 66 F. fine confilio II. 724 C. 739 A. 740 D. 910 B. I. 84 A. II. 397 E. 398 F. 399 D. E. I. 268 C. 248 E. 673 E. 969 B. II. 40 B. 99 A. 187 B. τὸ αὐτομάτως II. 435 D. oppon. φύσει I. 707 C.

ἀφ' αὐτοῦ ſponte I. 882 C. cf. ἀπό.—εἰς τὸ αὐτὸ τὴν δύναμιν συμφέρω I. 884 C. ſim. 901 E.—αὐτοὶ per excellentiam *reges* I. 891 F. 892 A.—ἐξίστη αὐτοῦ l. αὑτοῦ ira I. 903 B.—εἰς τὸ αὐτὸ συνωθεῖσθαι I. 898 F.—αὐτὸς et αὐτὸς de eodem I. 936 E.—αὐτὸς οὗτος εἰμὶ I. 980 A.—εἰς τὸ αὐτὸ συνάγω quos I. 988 A.—αὐτὸς traject. I. 988 B.—αὐτὸς βασιλεὺς omiſſ. artic. ὁ β. I. 1015 B. 1016 B.—αὐτὸς—αὐτὸς de diverſis I. 1020 A. τὸ δι' αὑτῶν opponitur coactioni II. 856 B.—αὐτὸ τοῦτο per appoſitionem *hoc ipſum* addito nomine II. 875 A.—αὐτὸς ἕκαστός ἐστι (*ipſe* illud ego, conſcium ſibi.) II. 944 F.—ἐξ αὑτῆς natura quid profert II. 991 E.—αὐτὸ τοῦτο ſimpl. II. 1060 B.—αὐτοῦ corrupte pro ᾄδου in lib. de Leg. Poët. Sic Hymn. Hom. Nov. 351—pro ſubjecto f. corrupte II. 688 E.—αὐτοῖς ὀνόμασιν II. 784 D.—τρίτος αὐτὸς II. 244 C. Weſſel. D. S. II. 330. Plato 613 D.—πρᾶγμα ἀφ' αὑτοῦ γινόμενον ſponte II. 1050 A.—ἐπ' αὐτῶν elliptice ſc. χρημάτων II. 392 C.—τινὶ II. 671 C. 726 C. 763 B. 1056 C. 1074 D.—ſine articulo ἐπ' αὐτοῦ πυροῦ pro ἐπ' αὐτοῦ τοῦ π. II. 693 D. 1043 B.—αὐταῖς καλάνδαις I. 412 C. 432 B.—ſine artic. αὐτὸς Σύλλας I. 424 B.—et ἐκεῖνος oppon. I. 436 B. 1016 B. 1019 A. 1069 E. II. 142 D. 144 F. 145 C. —ἐπ' αὐτὸ τὸ ἔργον I. 448 D.—τὸ αὐτό τινι πάσχειν I. 454 B. II. 49 E.—αὑτοῦ οὐκ εἶναι I. 456 F.—αὑτοῦ quid projicere I. 464 A.—εἰς τὸ αὐτὸ συνιέναι I. 528 F. 592 D. 635 B. 779 A. 781 A. 930 A. 985 D.—abund. ap. med. ἀπογράφεσθαι ἑαυτὸν I. 532 F.—εἰς τὸ αὐτό τινι σπεύδειν I. 549 F. Xenoph. Cyrop. I. 3, 4.—imprecatus eſt ἀρὰς δεινὰς μὲν αὐτὰς, δεινοὺς δὲ θεοὺς I. 553 A. 576 A. 590 A. —αὐτοῦ ibi I. 554 F. 953 E. 954 F. 1030 B.—εἰς τὸ αὐτό τινα προάγω I. 607 A.—αὐτὰς καθ' ἑαυτὰς πράξεις magnas I. 622 F.—αὐτὸς οὗτος ἀνὴρ I. 677 C.—cum καὶ omiſſo participio II. 1025 C. δυνάμεις εἰς θνητὰ πάθη παρεισιοῦσαι ὄργανα φθαρτῶν καὶ αὐτὰ σωμάτων.—αὐτῷ ταὐτὸν ſibi idem II. 1025 F.—αὐτὰ pro ταῦτα II. 1079 A.—αὐτοὶ οὗτοι II. 1122 E.—αὐτὸ τοῦτο II. 1128 A. 72 E. 181 C. ad antecedens refertur Diog. L. IX. 74. 104. X. 5. Cic. Ac. I. 4.—αὐτοῦ ibi I. 85 B. 507 F.—εἰς τὸ αὐτὸ τινὶ

369 B. 407 A. 424 F. 957 D. 1013 B. Dio Chryſ. 13 B.

αὐτόφορτος navis perit II. 467 D. I. 259 D.

αὐτοφρόνησις Himer. 304.

αὐτοφυὴς II. 158 A. 646 B. 667 C. 881 E. 917 B. 973 A. 987 B. I. 349 B. 545 B. 572 A. 343 C. 1031 F. Valck. Diatr. p. 41.

αὐτόχειρ I. 32 C. 35 D. 38 D. 77 C. 309 A. 459 E. 1010 D. τινος 1026 D. II. 89 A. Eurip. Dio Chr. XI. 153 B. Plato 656 G. bis. 657 C. E. 659 A. D. Ariſtid. I. 28. 289. 411. 425.—ἑαυτοῦ ib. 560. II. 106.

αὐτοχειρία quem interficere Pauſan. 700. Plato 659 E. F.

αὐτόχθων I. 2. A.—πηγὴ (confert Ruhnken. Long. 35. p. 149.) II. 500 D. 38 C.—homo Ariſtid. I. 166. 188. 231. 523. 532. Himer. 372.

αὐτόχρους II. 270 E.

αὐτόχυτος aqua Ariſtid. I. 253. 255.

αὐχέω Cratin. I. 484 E. Vit. Hom. §. 214. Ariſtid. I. 103. 525.

αὔχημα Ariſtid. I. 39.

αὐχὴν I. 590 B.—ἐπ' αὐχένι στρέφοισαν Poët. II. 748 B.—peninſulæ I. 163 C. Philoſtrat. p. 162. Ariſtid. I. 238.—locus I. 549.—montis I. 562 D.

αὐχμάω II. 187 D. Ariſtid. II. 174. Himer. 730.

αὐχμηρὸς II. 192 E. 193 A. 187 D. 237 B. Ariſtid. II. 423. opponitur ἀληλιμμένῳ I. 50 C. 512 F. 117 E.—calidus, ſiccus II. 939 E.—I. 487 C.—locus I. 516 E.

αὐχμὸς penuria comparat II. 409 B. 411 D. E.—convivii I. 927 D.—corporis ſqualor II. 610 B. I. 885 E.—ſiccitas II. 650 D. 938 D. 939 D. I. 69 B. 557 C.—et ὄμβρος II. 733 D. 896 C. Himer. 730.—ἐξ ἐπομβρίας Heraclit. II. 136 B.

αὐχμώδης caro corporis II. 688 D.

ἀφάβρωμα II. 295 A.

ἀφαγνεύω τοῦ σώματος Neutr. II. 943 C.

ἀφαίρεσις II. 226 C. 431 F. 473 A. 1010 E. 1001 E. I. 47 B. 110 C. 504 C.—χρεῶν 801 A. 972 E. 987 D. 1026 A. 940 A.

ἀφαιρέω ſimpl. II. 150 D.—εῖσθαι εἰς ἐλευθερίαν II. 550 B. Plato 675 F. Ariſtid. II. 202—μαι libero Ariſtid. I. 373. —τινος τι vitium dedocere II. 550 E. (virtutem II. 714 F.) 722 B. 778 E. 800 B. Dio Chr. XI. 152 A.—eximium præmium II. 557 E.—ἀφεῖλε pro ἀφεῖλκε II. 566 A. 597 D.—μόχλον II. 597 D.—ὀργήν τινος II. 616 E.—ἀφηρέθησαν τράπεζαι II. 635 B. v. n. ad II. 150 D.—activ. ἀγνείαι ἀφαιροῦσι οἶνον II. 684 A.—έομαι quid per quid, extinguo II. 713 E.—ſumo ad uſum II. 735 D. 1027 B.—alterius iram II. 795 A.—omitto II. 808 E. 1010 D. 41 B.—minuo II. 814 A.—τὸ ἄγαν II. 939 B. 431 A. 437 A. 66 B.—ομαι ἐμαυτόν τινος II. 1092 D.—τι τινὸς leg. ὑφαιρ. II. 1111 C.—μαι τι paſſ. II. 200 E.—ſimpl. II. 173 D. 182 D. 186 C. 198 E. 214 B. 226 D.—μαι ἱμάτιον i. e. ſibi ipſum II. 168 D.—et ὑφαιρέω oppon. II. 132 D.—μαι activ. ſimpl. II. 116 A. 102 C.—μαι λύπας alterius ut alioquin activ.—έω II. 118 A.—ὁ ἀφῃρημένος mortuus II. 114 C.—έω τινος rei vitium II. 66 E. 67 E. 69 A. 83 E. 91 B.—έω ἐμαυτοῦ ἄριστον II. 64 B.—μαι τί τινι vel τινος var. codd. II. 44 B.—τὸ πολύ τινος vitii II. 40 F. 41 E.—ἀφελόντες remittentes factum ipſi ſuum pro ἀφέντες I. 896 F.—iram alterius I. 1000 A. v. infr. affectum—ſuſpicionem I. 1013 A.—τὸ πλήσμιον I. 1061 E.—και τινα τι I. 939 C—ἀφῄρει τῶν δακρύων καὶ ἀπέκρυπτεν Cleopatra ap. Antonium I. 940 D.—τι vitium ſibi II. 75 D.—μαι ſimpl. aufero cui quid II. 13 E. 126 B.—vitium fere tempero II. 38 D.—ἀφελεῖν ἢ προσθεῖναι ἢ μεταθέσθαι II. 39 C.—μαι τὴν δίωξιν, impedio quo minus alius me perſequi poſſit I. 8 A.—μαι med. ſimpl. vindico quem in libertatem I. 85 B. 376 A.—ſimpl. demo, minuo I. 89 C. E. II. 51 C. 132 E.—τινός τι aliquem ab aliqua re liberare I. 103 A.—privare I. 171 E. 377 A.—ἀφαιρῆται leg. ἀφίκηται II. 432 E.—reprimo, tollo affectum I. 184 D. 381 B. 539 A. bis 591 E. 783 C. 788 C. 920 C. II. 123 C.—Med. pro activ. ſimpl. demo I. 191 A. II. 139 D. bis. 165 A. 178 C. 180 D. 200 D. 209 E. 213 D. 214 B. 229 F.—μαι τινα τινος privare quem quo I. 271 E. 280 D. 312 B. 722 A. Attic. Euſeb. P. E.

XV. 809 C.—ἀφαιρέω τινος omiss. τι aliquid ex aliqua re demere I. 312 C. 955 A. pass.—μαι τινὸς πολὺ magna cujus parte privor I. 363 E.—I. 814 F. Dio Chrys. XI. 168 D.—med. ἀφαιρέομαι actionem alterius, eam impedio I. 371 C. conf. 923 D.—galeam, sc. ipse mihi eam detraho I. 389 C.—έω et προσ ίθημι I. 424 C. II. 69 A.—μαι τὸν φόνον impedior à cæde I. 549 D.—έω τὸ τῆς φυγῆς αἰσχρὸν I. 558 C.—μαι τὴν θάλασσαν τῶν πειρατῶν libero mare prædonibus I. 631 F. simil. 609 C.—ω κίνδυνον depello I. 871 F.—μαι quem servo e periculo I. 880 D. Aristid. I. 485.—μαι τινὰ τινὸς privo quem aliqua re I. 943 E.—μαι τὰ πράγματα pro ὑφ. Aristid. II. 267.—sanguinem Aristid. I. 311. 340.—ἀφελόντι εἰπεῖν et συνελόντι Aristid. I. 187. II. 38.—rapio Plato 692 G.—μαι τὰ ὅπλα Plato 687 B.—έω τινος θάνατον judicio Plato 661 F.

ἀφάλλομαι II. 1069 F. telum resiliens II. 929 E. lux II. 931 B. 936 F.

ἀφανὴς II. 1026 C. 1129 F. I. 114 B.—genere I. 931 C. —fio I. 20 B. 60 C. 116 E. 731 D. cf. inf. Aristid. I. 488.

ἀφανίζω II. 15 E. 703 B. 728 B. I. 368 E. 705 E. 926 E. —II. 689 F. 734 C. 962 E. F.—II. 684 B. 831 E. I. 436 E. 662 A.—quid miscendo, ut stannum in ære II. 752 E.—II. 1103 E. 1106 B. 221 E. 233 D. I. 71 D. —Romuli I. 34 C. 37 A.—ω scriptum I. 443 C.—μαι submersus I. 554 F. II. 23 B.—luctum lætis rebus I. 856 B. II. 112 F.—ται quid incendio I. 778 A.

ἀφανισμὸς lunæ II. 670 B. 1130 E.—I. 34 E. 308 E. 968 C. 977 D. II. 107 C.

ἀφανιστὴς II. 828 F. sine auctoritate ap. H. Steph. Thes. L. G. IV. p. 18.

ἀφαντασίαστος II. 960 D.

ἄφαντος Epimenid. II. 409 F. Wessel. Diod. Sic. I. 310. not. ad Julian. 59 A. Aristid. I. 260.

ἀφαρπάζω deripio cui vestem II. 755 A. I. 393 F. [tempest. 499 D.]—I. 547 D. 645 A. 1004 C. 938 D. pro ὑφαρπ. Aristid. I. 481.

ἀφασία II. 1123 C. Bergler. Aristoph. Thesm. 911. Ou-

C.—ἀφελὴς γνωμολογία II. 712 A. B.—ἀφελὲς leg. pro ἀσφαλεῖς Ariſtid. I. 375. Iſocr. Paneg. ed. Mor. p. 11.

ἀφελῶς II. 558 A. 616 D. 634 E. 662 C. 686 B. 709 E. 716 B. 728 F. I. 381 A.—οἰκέω I. 640 C. 716 B. 744 B.—καὶ ἀτύφως II. 616 E. 617 A.—ῶς laudare, εὐλαβῶς credere II. 41 A.—καὶ ἀφειδῶς Ariſtid. II. 265. vulg. ἁπλῶς 301.—ῶς malo ſenſu Ariſtid. II. 116.

ἀφέλκω II. 945 B. 1041 E. I. 143 D. 540 A.

ἄφενος Heſiod. II. 92 A.

ἀφερμηνεύω I. 31 A. Plato 636 A.

ἀφέσιμος Ariſtid. I. 344.

ἄφεσις καὶ τροφὴ (l. αὔξησις B. E) II. 764 B.—χρεῶν I. 88 D. 798 E. 813 A. Sim. Plato 658 E.—teli I. 306 E.—curruum I. 463 F. Sim. II. 224 F. Valeſ. Euſeb. p. 142 A.—στρατηγίας I. 536 C.—στρατείας I. 609 B.—uxoris I. 641 F.—et αἰτία oppon. I. 1066 E.

ἀφεστὴρ II. 292 A. Cnidi magiſtratus.

ἀφέτης—οἱ I. 115 B.

ἄφετος I. 339 B. 821 B.—νέμεται juventus II. 12 A. ubi v. n.—homo ſenex Plato R. VI. 474 G. Protag. 197 D.—νομὴ I. 445 A. 507 E. Sim. II. 38 D. Iſocrat. 185. ed. 8. Pariſ.—τινὸς II. 768 A.—ſacer II. 981 D. Syneſ. 104 B.

ἄφευκτος I. 450 B. et ἄφυκτος Lucian. II. 626.

ἀφεψέω decoquo II. 692 D.

ἁφὴ connexio II. 558 E. 565 A. 718 A.—ἁφὴν ἐνδιδόναι II. 660 B. 86 F.—tactus II. 706 A. 978 C. 1094 E. 1062 C. 1067 B. 1078 B. D. 1080 E.—ἁφῇ tractare picturam II. 735 C. Sim. II. 410 A.—Epicur. II. 769 F. Sic ἁφὴ eſt venerea Porphyr. Abſt. I. 34 fin. Dio Chryſ. IV. 75 D.—comprehenſio manuum II. 967 C.—muſicæ I. 161 D. Callicratid. Stob. 485. Antig. Caryſt. 185. χρεία muta in χειρὶ, nam non de ſono intelligendum—περὶ ἁφὰς λύχνων Weſſel. Diod. Sic. II. 341. Athen. 526 C. Ariſtid. II. 324.—amicitiæ I. 927 E.—τῶν σπλάγχνων facienda in τρίψει II. 130 D.—luctatorum Upton. ad Epictet. p. 197. et ind.

ἀφηγέομαι—νέως II. 773 B.—II. 1027 E. 1051 F. 1114 C.

76 A. nisi leg. ὑπ' αὐτῆς et subint. προκόπτει—εἶται tanquam telum impetus agendi II. 581 C.—ἀφιέναι τὰς ἡνίας II. 13 D. conf. not. ad Julian. Or. II. 50 B.—248 D. —τὴν ὀργὴν remittere 696 F. 736 D.—λόγον (inchoatum) 420 E. 423 B.—τι τῶν ἀρεσκόντων opinionem repudiare II. 448 A.—τὴν κόλασιν dimittere II. 460 A.—τινὶ τὴν ὀργὴν ὥσπερ θήριον in quem II. 462 E.—εἴς τινα II. 514 D. 683 D.—λόγον in aliquem II. 548 C.—τινι integrum II. 651 A.—equum, descendo ab eo I. 359 A.—τινί τι condonare, ignorare cui quid I. 377 C.—ειμένος ζῆν ut senex avis I. 380 F.—jacio I. 384 A.—mœrorem I. 403 F.—στρατείαν I. 412 F.—τὴν διάνοιαν σχολάζειν in philosophia I. 492 A.—τι τι permitto alicui quid II. 594 A.—[odorem II. 646 D.] 647 B. 648 A. 665 C. 681 A. 691 F. 697 B.—lumen II. 658 B.—ut omittam quod II. 675 A. 964 A.—δάκρυον II. 700 F. I. 169 E.—τινι ποιεῖν τι II. 707 D.—ἵνα ἀφῶ ut omittam II. 726 E. 1051 E.—ἀπόπατον in quem II. 727 D.—ἀφεικότα II. 735 D.—τὸ συκοφαντεῖν II. 735 E.—φρύαγμα, perdere, amittere II. 754 A. C.—τὸ θέατρον, relinquens, non eo abiens II. 755 A. —flammam ore II. 762 F.—γονὴν II. 767 C.—ἀφεικὼς II. 785 F. 791 A.—neutre II. 804 D.—e carcere II. 808 E.—pass. judicio II. 807 F. 808 A.—τι alicujus rei consilium II. 818 E.—τινα urbem impunem II. 815 F. —hominem II. 816 A.—defero quid II. 831 E.—ἀφεῖσθαι τῆς αἰτίας II. 156 E. 834 E. 1096 E. I. 320 E.—excrementum II. 962 F.—ἀρχὴ ἀφ' ἧς τὸν βλαστὸν ὁ πυρὸς ἀφίησιν II. 968 A.—ἀφειμένος qui operis vacationem habet, senex mulus II. 970 A.—omitto II. 972 F.—corpus meum διὰ βάθους II. 979 D.—τι ἐκ τῆς συνηθείας II. 1011 A.—κατάληψιν amitto II. 1036 E.—ὅτι in differendo II. 1042 B.F. 1097 E.—ἄφες II. 1049 B. 1068 E.—τὴν ἀρετὴν amitto II. 1064 A. B.—ἀφεὶς δὲ τοῦτο II. 1063 B.—dimitto II. 1066 D.—ἀφεῖναι se ipsum in mare II. 1069 E. I. 105 F. 353 A. 392 B. 651. 700 C. 725 E.—ἀφιᾶται l. ἀφῖκται II. 1072 B.—οἵας φωνὰς ἀφιεὶς II. 1097 A.—τινὶ τὴν δίκην I. 14 C.—ἀφειμένος τινος I. 30 A.—τινι τὸν ὅρκον I. 57 F.—φωνὴν I. 73 D.—τινὶ ἀποῤῥοὴν I. 91 D.

in quem 109 A.—τὸ φρόνημα amitto I. 98 B.—τὴν ἀρχὴν I. 100 D.—viam I. 127 B.—ἀδίκημα I. 148 C.—τινα αἰτίας I. 149 E.—σθαι τινος I. 151 C. II. 76 A.—φωνὴν in quem I. 156 B.—agrum μηλόβοτον I. 162 B. Olear. Philoſtr. p. 15. Daviſ. Max. Tyr. 581.—θυμὸν ἅμα κέντρῳ ἀφιέναι I. 171 F.—ἀφίημι τὴν ὀργὴν deponere iram I. 195 B. 202 C.—ἐμὲ εἰς πολιτείαν I. 196 B.—pacem I. 197 C.—anchoram emitto I. 228 F.—γάμον I. 257 B.—τὴν ἐκκλησίαν I. 271 D.—τὴν ὀργὴν εἴς τινα I. 311 E.—ἀφεῖσθαί τινος dimittere quid I. 317 B.—ἀφίημι τὸ σῶμα ἐπὶ γῆν I. 309 D.—τινα ſc. liberum I. 297 D.—ἀφεῖσθαι ſacer I. 331 F. —ἀφεῖσθαι στρατείας I. 515 A. E.—ἀφίημι me in delicias I. 518 B. II. 204 B.—in otium I. 521 D.—μι τινα στρατείας I. 532 A.—μαι τινος omitto quid I. 539 B.—μαι paſſ. δουλεύων in libertatem dimittor I. 542 C.—a judicibus I. 543 C.—ἀρὰς in civitatem R. I. 553 B.—exercitum ſ. ducem contra hoſtes I. 555 F. quem ſc. liberum I. 577 E. 653 D. 734 E. 908 D. 778 C.—σι φωνὴν τὰ πράγματα ut Demoſthen. I. 591 D. Sim. Ariſtid. I. 362. II. 194. 212. 277.—μι quem τῆς ἐπ' ἐμοὶ δίκης I. 594 C. —μι τινα ἀνάγκης I. 596 D.—quem αὐτόνομον I. 600 C. 608 D. 611 D. Xenoph. H. Gr. III. 1, 10. 17. ſimpl. ſine αὐτόνομος Xen. H. Gr. III. 2, 21. 22.—ſpem I. 604 B. Sim. II. 150 A.—currum dimitto, non utor II. 146 C.—quid, pro ἐάω, non muto I. 606 C.—τινα τῆς αἰτίας I. 624 A. 952 E.—ἀφίημι exercitum I. 625 A. 629 D. 651 A. B.—μαι στρατείας I. 630 A.—μι cui τὴν ἀδικίαν I. 637 E.—uxorem I. 641 F. 645 C. 875 A.—ſimpl. —σι eques ſc. frænum equi I. 667 E.—σι me ira relinquit I. 694 D.—μι me ἐκ τοῦ λογισμοῦ πρὸς τὸ μέλλον (ut in mare. vid. hic) I. 723 E.—coronam in quem I. 722 E.—ἀφεῖσα ψῆφος I. 766 E.—ἀφίεσθαι χρεῶν I. 798 F.—μι concionem, dimitto I. 832 B.—τὴν πρεσβείαν, deſero ſuſceptam legationem, relinquo collegas legatos I. 856 D. —τὴν ψυχὴν I. 859 F.—μαι a judicibus I. 874 A.—ται τὰ πράγματα in bellum I. 879 C.—ἀφέμενος τοῦ τὰ κοινὰ πράττειν recedo a reip. negotiis I. 881 A.—ἀφεικὼς cum inf. dicere, aliud dicam I. 886 C.—μι captivos I. 896 A.

999 A. 1037 F. 1038 B.—ἀγκύρας jacio I. 896 B.—ἀφίεται hostis in quem passiv. I. 912 F.—equum, descendo ab eo I. 913 C.—exercitum I. 918 B. bis.—hostem in hostes I. 947 B.—me in lectum I. 951 D.—μι καὶ προίεμαι τι I. 963 D. 1044 F.—regnum I. 966 B. 963 D.—imperium I. 971 B. ter.—milites contra quem emitto I. 971 C. 978 A. 976 B.—quem, sc. liberum pœna I. 979 B.—τινα τῆς αἰτίας I. 986 C.—τίνα, subaud. accusatum I. 988 E.—idem quod ἀπωθέω proxime, non recipio quem I. 999 D.—λόγον μέγαν ἐν φιλοσοφίᾳ, dico an repudio I. 1002 E.—δόρυ emitto I. 1016 B.—μίαν φωνὴν I. 1031 E.—τὴν διάνοιαν παίζειν I. 1034 D.—πᾶσαν φωνὴν I. 1045 C. sim. Aristid. I. 354. 440.—φωνὴν dignam imperatore I. 1060 F.—quem intrare, pro παρίημι I. 1064 D.—fere negligo I. 1075 A.—ἀφεὶς ἔα Posidipp. Athen. XIV. p. 659 D. ex em. Heringæ Obs. p. 286.—τὰς ἡνίας cupiditati cujus II. 13 D. sim. 83 A.—τινα τῆς στρατείας II. 32 E.—ἀφειμένον σκῶμμα II. 46 C.—τι, non sumo II. 59 B.—vitium II. 70 D.—ἀφεθεὶς τραχὺς, exasperatus dicterio, ita dimissus sine lenimento II. 74 E.—εῖσθαι τινος vitio, liberatum esse II. 76 A.—ἀφειχὼς τὰς ἐν πόλει τιμὰς II. 77 D.—μι animal in libertatem II. 91 C.—ἐμαυτὸν εἰς τὴν τύχην II. 97 F.—ἀφεῖσθαι πραγμάτων 100 E.—cui λύπην moriens II. 117 B.—μι βιβλία καὶ διατριβὰς ægrotans II. 137 D.—μι τινι τι II. 134 E.—ἄφες με II. 144 D.—μι simpl. 165 A.—διστὸν ἀφιέναι διὰ δακτυλίου II. 181 B.—ἀφεῖσθαι τινος II. 179 A.—μι quem liberum II. 197 B. 209 A. 219 C.—omitto II. 203 F.—ἀφεθῆναι domum II. 207 C.—μι cum inf. II. 217 F.—cui γῆν II. 232 A.—quem ad cursum II. 225 F.—ἀφέντ' ἐᾶν Eur. Stob. 437, 27.—τινα τινος remitto cui quid, non exigo, Œnom. Eus. P. E. V. 224 A.—μαι τινος dimitto quem. Hinc expl. Numen. Euseb. P. E. 733 B. cf. Excerpt.—ἀφιέναι avehi Aristid. II. 344. Himer. 398.—ιέναι τῷ λόγῳ f. ἐφ. Aristid. I. 11.—ιέναι τὴν ὀργὴν εἰς τινα Aristid. II. 437.—εῖσθαί τινος Plato 656 E.—μι τινα φόνου Plato 658 C. E.—μι quem sc. sino quem abire Plato 697 D.—μι τινα ἐλεύθερον εἴς τι simpl. admittere quem ad quid Plato 691

δικαστήριον Plato 661 C.—corpus quod ſonum non edit II. 721 E.

ἀχαλκεύτοις πέδαις αἰδοῦς ἔζευκται II. 482 A. 763 F.

ἀχάνη I. 1029 D.

ἀχανὴς—ὲς πέλαγος v. n. ad II. 76 C.—exercitus II. 866 A. —I. 418 E. 420 C. 507 C. 555 D. 556 E. 560 F. 572 A. 593 E. 651 C. 680 B. Suid. voc. ἀκληρούντων. ἀνέχειν.—I. 993 D.—τόπος Suid. Περὶ πλήθουσαν.—mutus Suid. Πρόληψις.

ἀχαράκωτος I. 417 A.

ἄχαρις II. 148 A. 668 E. 751 E. Ariſtid. II. 330. Simpl. II. 758 F. I. 214 B. 233 D. 1025 A.—ἄχαρι quid pati Pauſan. 141.—χάρις ἄχαρις II. 583 F.—ſine fructu II. 660 B.—οὐκ ἄχαρις διατριβὴ II. 734 D. 960 A. I. 674 A.—virgo nondum apta Veneri II. 751 E.—τύχη I. 711 D. —συγγενέσθαι I. 961 B.—οὐκ ἀχ. παιδιὰ I. 1000 B.—οὐκ I. 1061 F.—χάρις ὀνειδιζομένη II. 64 A.—argutum Ariſtid. I. 545.

ἀχαριστέω II. 1068 D. I. 135 C. 366 B. 386 C.—τῷ βίῳ ſæpe Porph. Abſt. I. 55.—εῖσθαι I. 421 F. 948 E.—εῖν τινί τι I. 758 D.—non gratificari cui I. 764 D. Antiphon. Stob. 155. Hoc jam occupavit D. Ruhnken. Tim. p. 56.

ἀχαριστία I. 231 C. 398 B. 410 D. 755 E. 975 B. 976 C.

ἀχάριστος II. 727 F. 728 A. 1068 D. I. 123 C.—καὶ ἄφρων II. 34 A.—δῆμος II. 860 F. I. 123 C.—λήθη II. 473 C. —πένθος II. 609 E. 716 F.—ἡδονὴ II. 464 C. 555 F. 830 E. Stob. 418, 19.—χάρις I. 235 B. Iſocr. Demon. p. 12, 2.—non beneficus I. 252 B.—I. 428 A.—α πάσχω I. 634 E. 1063 E.—αι ἡδοναὶ venereæ Dio Chr. Or. VI. 89 B.—ὀργὴ ἀχάριστον πρᾶγμα Plato 684 B. vid. Plut. Coriolan.

ἀχάριτος I. 89 D. II. . . . Aud. Poët. reponit pro ἀχάριστος Schn. ad Demetr. Phal. 130.

ἄχειρ II. 797 D.

Ἀχελῷος aquam πότιμον notat Porph. Euſ. P. E. III. 111 D.

Ἀχέρων dicitur ἄχρωστος II. 948 E. F.—II. 106 E.

ἄχρηστος II. 29 E. 39 C. 42 E. 68 B. 136 D. 147 E. 180 D. 201 C. 209 C. 218 D. 224 F. 693 C. 697 A. 88 E. 1066 C. 1065 D. 1068 A. 1118 E. I. 112 E. 152 D. 187 A. 225 A. (524 A. ἱστορία) 574 F. 809 F.—res περιττὸς II. 524 A.—ον τὸ χρήσιμον ποιεῖ II. 176 C.—ον ὅπλον II. 21 E.

ἀχρήστως II. 66 A. 98 E. 122 C. 599 B.

ἄχρι Simpl. II. 167 B. 184 E. 207 F. 210 E. 223 E. 586 A. 665 D. 688 C. 701 A. 708 A. 729 F. 979 C. 1027 E.—negative II. 640 B.—fic ἄχρις βωμοῦ φίλος.—cum infinit. fine τοῦ II. 979 D.—τοῦ μὴ διψῆν προελθεῖν II. 655 F. —ἂν οὗ II. 690 A.—ἂν II. 701 E. 713 F. 734 E. 831 A. 977 B. 982 A.—μηδὲ ἄχρι λόγου I. 579 F.—ις ἥκον fine οὗ I. 636 D.—τῶν πραγμάτων I. 680 B.—οὗ I. 701 F. 729 F. 762 A. 772 D. 788 E. 789 C. 792 C. F. 951 D. 987 A. 998 C. II. 82 B.—ἐὰν I. 726 F. 738 D. 747 B. 791 A.—I. 298 C. 302 A. 316 C. 930 E. 931 E.—quamdiu I. 380 A. 725 E. 1022 C.—cum inf. I. 372 B. (τοῦ cum inf. 404 C.)—donec I. 384 A. 684 C.—τινὸς I. 476 D. 656 F. (τῶν ὅπλων 1066 C.) II. 146 D. 147 C.—ἄχρις οὗ II. 734 B. I. 643 B. 862 A. II. 51 F. 70 B.—οἱ ἄχρις ἑξήκοντα II. 791 E.—ἄχρι τῶν πολεμίων φιλάνθρωπος II. 799 C.—ἄχρι τούτου—ἄχρι τοῦ Ariftid. I. 502. Vid. μέχρι—τινὸς probandus II. 970 B.—ἄχρι προσπέσῃ τι II. 980 B.—I. 172 B. 388 B. 389 B. 393 F. 402 B. 426 E. 427 B. 908 E.—ις ἂν οὗ I. 871 A.—παντὸς femper I. 863 F.

ἄχρονος brevis vitæ II. 908 C.

ἀχρωμάτιστος II. 1110 C.

ἀχρώματος οὐσία II. 97 A.

ἄχρωστος II. 948 E. 947 B. 1111 A.

ἄχυμος II. 901 B. 912 B.

ἀχυρινὸς II. 658 D.

ἄχυρον plur. II. 691 C. 692 A. 701 C. 138 E. 1096 B.

ἀχώριστος II. 1034 C. 1110 F.

ἂψ Etym. falfo Vit. Hom. §. 9.

ἀψαυστὶ II. 665 F.

ἄψαυστος I. 116 E. 145 E. 1042 B.

B.

863 B. F. 887 B. 897 E. 927 D. 979 C. Galen. Pr. T. II. 15 D. Plato 699 A. Ariſtid. I. 535. II. 33.

βαναυσουργία II. 743 F.

βαπτίζω—εσθαι fluctibus vitæ II. 593 F. Weſſel. D. S. I. p. 84.—ebrietate II. 656 D. 975 C. Athen. 472 D. Philo Jud. 896 B.—navis II. 829 C.—quem nomino II. 853 B. Debetur Chriſtiano epitomatori—ſimpl. II. 166 A. 914 D. 990 D.—haurio, vit. Alexand. non cepit M. du S. T. IV. 570, 1.—Sic Theophr. Char. βάψας ἀρυταίνειν, ubi vid. Caſaub. Athen. p. 236—educat. Tayl. Demoſth. ed. R. IX. p. 827.—haurio I. 702 C.—μαι debilis I. 1062 C.—laboribus ut fluctibus II. 9 B.—ται λογισμὸς cibo Philo Jud. Euſeb. P. E. VIII. 399 A.

βαπτὸς I. 612 F. Plato 650 B.

βάπτω II. 688 F. 725 C. 946 C.—βάπτειν τὸν κάλαμον εἰς νοῦν Ariſtotelis dictum, imitatur Quintil. IV. 2. *ſenſu tincta verba.*—fortitudinem εἰς λόγον II. 458 D.—ratio qua bibunt aves II. 699 D.—βάπτεσθαί τι II. 954 C.—τω quid ſc. colore I. 754 C.—lectum I. 360 F.—coronam unguento I. 1022 B.—ferrum II. 136 A.—τὸν πώγωνα καὶ τὴν κεφαλὴν II. 178 E. ἐμβάπτω ſc. omiſſ. *manus* Jambl. V. P. 83.

βάραθρον II. 171 E. 1130 D. I. 28 F. 219 D. 320 A. 412 D. Ariſtid. I. 486.

βαραθρώδης I. 49 E.

βαρβαρίζω II. 59 F. 183 B. 534 F.

βαρβαρικὸς II. 398 D. 408 F. I. 240 E. 758 B. Rom. I. 371 E. 393 A.—faſtus I. 297 A.—δεισιδαιμονία II. 756 C. 935 B. Simil. II. 418 E. I. 299 D. 665 E.—τὰ βαρβαρικὰ ſc. γένη I. 79 D. 656 E. 1025 A.—τὸ ſc. ἔθος I. 84 E. 116 C. 140 F.—Thraces I. 163 C. Parthi I. 573 D.—ὸν δεσμωτήριον in quo ſervi ſunt I. 827 D.—et Ἑλληνικὸς moribus oppon. II. 39 E. 30 C.—ὸν ἄγαλμα Al. M. II. 65 D.—ὸν πένθος II. 114 D.—τύρος II. 157 F.—ὀνόματα et ῥήματα ſuperſtitionis II. 166 B.

βαρβαρικῶς I. 150 D.—καὶ ὠμῶς I. 973 F.

βαρβαρισμὸς gramm. II. 731 E. 177 C. 680 F.

βάρβαρος II. 1075 A. 1126 D. 113 A. B. 141 A. 153 B.

figne regni II. 358 D. Weffel. Diod. Sic. I. p. 57. Philo Bybl. Eufeb. P. E. 38 C. βασιλείας παράσημον.

βασίλειος—λειοι dii I. 682 D. conf. Dorvill. Char. 477.—ον τὸ regulus, rex infans, Lacon. I. 800 C.

βασιλεὺς I. 115 A. 118 C. 153 C. 157 D. 160 A. 164 A. 165 B. E. F. 350 C. II. 185 E. 213 C. 240 D. 231 F. II. 58 E. F. 62 F. 118 C. 119 C. 105 A. bis. 142 D. 147 A. D. 151 A. B. E. 152 A. 153 D. 157 C. 163 B. 168 F. 172 B. D. E. 173 B. 174 A. B. C. 176 C. E. F. 177 B. 178 F. 179 B. D. 180 B. C. 182 C. F. 183 E. 184 D. 189 D. F. 190 A. C. F. 191 C. 193 C. 196 E. 197 C. E. 200 E. F. 201 A. 204 A. D. 205 B. D. bis 209 A. 211 A. C. F. 213 A. D. 214 D. 207 B. 208 A. 209 B. F. 226 B. 221 C. E. 222 A. 223 E. 225 D. 226 F. 234 B. 235. F. 236 A. 237 A. 239 E. 240 C.—'Αλέξανδρος ὁ βασ. per excellentiam M. II. 717 C. 734 B. I. 619 D. 664 E. 669 A.—fimpl. Auguftus II. 723 D. 419 E.—βασιλεὺς βασιλέων Agamemnon II. 789 F.—ἐκ βασιλέως χρηστοῦ θεὸς εὐμενὴς I. 35 A.—μέγας Perf. I. 78 D. 211 B. 294 A. B.—fine artic. de certo rege II. 168 E. 174 C.—et βασιλεία regnum oppon. I. 64 A.—Stoic. II. 58 E. F.—Athenis I. 88 E. 157 A.—parafiti Plaut. Afin. V. 2, 70. Men. V. 514.—σατύρων comic. I. 170 E.—lufus puerorum Upton. Arrian. diff. p. 83. Horat. Plato Theæt. Herod. Xenoph.—βασιλέων I. 500 C. 505 E. 639 C. 654 F. 727 D. 900 C. 941 B.—εἷς Φίλιππος καὶ 'Αλέξανδρος I. 849 F.—Deus Plato 672 B.—ὑπήκοος I. 944 B.—et tyrannus I. 962 B. 1051 B. bis.—quis I. 1032 A.—'Αλεξάνδρου τοῦ β. II. 53 C. 57 A. 188 B.—Μιθριδάτῃ τῷ β. II. 58 A.—fimpl. II. 139 B. 140 A.

βασιλεύτατος I. 7 A. Hefiod.

βασιλεύω—fimpl. II. 126 C. 151 C. 155 A. 157 D. 178 B. 183 A. 184 B. 210 F. 215 B. 225 A. 231 C.—καὶ κρατέω I. 706 A.—μαι II. 155 D. 1124 D. I. 60 E. 61 A. 97 C. 580 E. 597 A.—καὶ κρατοῦμαι I. 956 C. oppon. Romani τὸ βασιλεύεσθαι κατέλυσαν I. 833 E.—σθαι et ὑβρίζεσθαι difting. I. 909 C.—qui animo et virtute

οὐρανοῦ Ariſtid. I. 152.—βέλη ἐπὶ σκοπὸν ἀφιέναι Plato 694 F.—ἄνευ βέλους ut Lat. ſine telo Plato 662 G.

βελουλκέω II. 977 B.

βελτιοῦσθαι II. 75 A. 115 C.

βέλτιστος Simpl. II. 151 A. 169 E. 190 A.—ἡ τοῦ βελτίστου φύσις II. 115 D.—τὸ βέλτιστον in civitate II. 745 D.—ὦ βέλτιστε II. 1073 B. 1121 C.—παρὰ τὸ βέλτιστον I. 90 B. 838 C. Plato 679 C. ἀπὸ τοῦ βελτίστου τρόπου I. 147 F. —ἀπὸ τοῦ βελτίστου quid facere II. 594 C. I. 113 B. Dio Chr. 79 D.—πρὸς τὸ βέλτιστον I. 161 B. 865 E.— κατὰ τὸ I. 169 A. 422 A.—βέλτιστοι civium I. 173 B. —optimates 236 C. 320 E. 321 A. 423 A. 425 B. 779 E. Xenoph. H. Gr. II. 3, 15. conf. 17. p. 77. 79. ed. Mor.—a quo ſimplici oriatur II. 412 E.—τὸ oppon. δήμῳ I. 234 A. 232 E.—βέλτιστος et μέγιστος I. 421 F.—μετὰ τοῦ Ariſtid. II. 45. Plato ib. 6. 116. 123. 168. 170.—οἱ βέλτιστοι I. 148 A.

βελτίων II. 127 B. 131 C. 133 F. 135 A. 139 B. 149 A. 150 D. E. 154 C. E. 169 D. 173 E. 175 A. 176 C. 177 E. 179 A. B. 180 B. 181 C. 186 E. 188 E. 190 F. 191 F. 192 F. 194 A. D. F. 199 D. 204 A. 205 D. 213 B. 216 B. 220 F. 221 A. E. 225 A. 229 A. 236 E. 241 A.—de divis. cum κρείττων II. 115 B. C.—βέλτιον δὲ cum infin. I. 880 A. II. 74 C. 115 B.—βέλτιων ἂν εἴη hoc faciens Plato 656 A. Ariſtid. I. 81. 195. 451. 489. 490.

βελτίωσις II. 702 B.

βέμβιξ bombyx Phintys Stob. 444, 54.

βέρεθρον II. 1064 E.

βῆμα greſſus—ἐξ εἴκοσι βημάτων emiſſum telum I. 898 C. —καὶ λόγον παραδοῦναι ἑτέρῳ II. 58 C.—κατὰ βῆμα II. 241 E.—βῆμα πρόσθες II. 241 F. βήματι τρίτῳ poët. Ariſtid. I. 230.—tribunal I. 106 B. 121 F. 151 E. 156 C. D. 158 B. 167 D. 172 C. II. 188 C. 192 E. 196 D. 201 E. 207 A.—oratorum II. 784 C. 785 C. 788 B. 789 C. 790 C. 794 C. 798 E. 804 E. 819 D. 975 C. I. 230 C. 247 A. 260 B. 277 C. 335 B. 415 D. 422 D. E. 430 D. 473 A. 528 C. 526 C. 566 B. C. 578 E. 621

βίος κοινὸς II. 880 C.—βίων ἀπολακτισμοὶ II. 937 F.—βίος καὶ χρόνος II. 958 C. conf. S. N. V. 993 D. 994 E. 41 E. —βίοι καὶ ἤθη καὶ πρᾶξις II. 981 F.—βίοις τὰ θηρία aliena ſunt a vana opinione II. 989 C.—βίος διοικεῖται II. 989 F. αἰὼν βίου II. 993 D.—et δόγμα II. 1033 A.—νόμος II. 1033 B.—λόγος II. 1070 A. 42 A. 1033 B. 71 E. ubi v. n.—τῷ βίῳ quem ſuperare I. 852 D.—καὶ λόγος καὶ δίαιτα II. 52 E.—vitæ ratio, βίων ἀνομοιότης I. 882 D.—βίοι καὶ ὁμιλίαι I. 896 E.—βίοις σατυρικοὶ homines I. 1060 A.—βίον εὑρεῖν II. 35 C.—βίος et πράγματα oppon. σχολῇ II. 76 A.—πράξεις II. 85 D.—βίου χρυσέα κρηπὶς κεκρότηται II. 86 A. Pindar.—θηριώδης, ἄπορος, ἀνήμερος II. 86 D. —τὸν βίον περιοδεύει ὁ ἐχθρὸς, f. ἡμῶν II. 87 B.—τοῦ βίου τὰ νοσοῦντα perſcrutatur ὁ ἐχθρὸς II. 87 C.—βίου καὶ δόξης ἀνταγωνιστὴς II. 87 F. βίος et λόγοι oppon. II. 89 F.—καὶ ἦθος II. 92 C. 139 E.—τὸ καθαρὸν τοῦ βίου II. 92 D. —ἄρχεσθαι ἀπὸ τῆς τοῦ βίου φήμης initium diſp. capere ab ultima recordatione generis humani II. 93 D.—βίοι—ἤθη—πάθη II. 96 D.—βίου τυφλὴ χειραγωγὸς τύχη II. 98 B. —βίος ἄλυπος, μακάριος, ἀμετάβλητος II. 99 E.—καὶ δίαιτα ἄλυπος II. 100 C.—βίος ἀπράγμων II. 101 D.—vitæ noſtræ actio II. 87 D. 88 A. E.—ἄριστος οὐχ ὁ μακρότατος ἀλλ' ὁ σπουδαιότατος II. 111 A.—βίος ζωῆς II. 114 D. Sim. Plato 701 B.—θνητὸς II. 114 D. 120 B.—θειότερος 114 C.—χρόνος ἐν τῷ βίῳ brevis II. 117 E.—βίου σχῆμα II. 122 A. 135 A.—βίον ἐκλείπειν II. 107 E. 110 E. 111 B.—Simpl. II. 102 E. 103 B. F. 104 C. F. 107 B. C. 110 E. 111 B. D. 112 B. 113 B. E. 114 C. D. E. 115 B. D. E. F. 116 C. D. E. 118 B. D. 119 C. E. F. 135 C. 159 A. D. 166 F. bis. 178 A. 201 C. 212 A. 217 A. C. 221 E. 223 C. 224 E. 225 F. bis. 226 B. 229 D. 234 E. 237 C.—ἄφιλος, ἄδοξος II. 135 B.—hominis, ζωὴ bruti II. 135 B.—ον προΐεσθαι II. 146 C.—εἰς ἅπαντα τὸν βίον II. 148 A.—βίον τῷ χρόνῳ βραχὺν ὄντα κακοῖς πράγμασι μακρὸν ποιεῖν II. 148 B.—defin. διαγωγή τις πράξεων ἔχουσα διέξοδον II. 158 C. Porphyr. Stob. Ecl. II. 201.—βίον βιοῦν II. 160 B.—στέργειν II. 160 B.—τῷ βίῳ τελευτῶν ἐξάδω (an τὸν βίον?) II. 161 C.—βίου ἐστι πέρας πᾶσιν ἀνθρώποις ὁ θάνατος

275 C. 298 F. 299 A. 300 D. 302 E. 345 F. 346 C. 352 B.C. 379 D. 380 A. 396 B.—βουλὴν προθεῖναι I. 145 B. 655 C.—Ath. I. 157 A. bis. I. 197 F. 198 B.—Rom. I. 370 B. 394 F. 407 F. 422 C.D. 451 C. 457 E. 629 F. 634 E. 645 B. C. 650 F. bis. 651 A.D. 653 B. 654 E. II. 139 D. 201 E. 203 E.—et σύγκλητος I. 580 E.—nulla eſt, ſi non eſt εὐβουλία II. 97 F.—οἱ διακόσιοι Sext. Emp. 261.—βουλὴν θέσθαι I. 718 C.—eſt, una ſeſſio ſenatus I. 767 C. 768 A. 771 E.—ἣν συνάγω I. 882 F. —ἀθροίζω I. 943 A.—ἐν βουλῇ εἶναι deliberare I. 999 C.—ἐκ βουλῆς ſumus—I. 630 D. 632 A.—pro ἀπό.—βουλὴ γερόντων καὶ νέων ἀνδρῶν ἀριστεύουσιν αἰχμαὶ II. 789 E.—ὡς ἐξάρχειν ἀγαθὰς II. 118 F.—καὶ ἀπορία deliberatio Ariſtid. I. 553.—ſenatorius ordo I. 595 C.—γίνεται habitus ſenatus I. 595 C.—I. 88 D. 92 B. 97 E. 98 A. 102 F. 108 D.

βουλήεις Solon I. 86 A.

βούλημα I. 609 A. II. 238 E. Plato 620 G. 633 C.—et ησις ſignificatio ſenſus ſcripti Porph. A. N. 21. 31. Ariſtid. I. 194. Schol. βούλευμα II. 49. 65. 257.

βούλησις ἀγαθῶν τοῖς πλήσιον II. 536 E.—II. 1063 D. 1076 D. E. F. I. 145 C. 745 C. 749 D. Ariſtid. I. 473. et πρᾶξις I. 740 A.—et οἴησις II. 49 A.—et δύναμις Dio Chr. XXXV. 429 C.—propoſitum Plato 582 B. 607 D. 610 E. G. 611 D. 612 E. 656 B. 659 D. 661 E. 669 B. 672 C. 683 A. Ariſtid. I. 93.—voluntas Plato 655 H. —dei opponitur ἀνάγκαις naturæ Plato 696 D.

βουλιμία II. 695 A.

βουλιμίασις II. 695 D.

βουλιμιάω II. 694 B. C. 695 A. I. 995 D.

βούλιμος quid unde dictus quaſi πολύλιμος II. 693 F. 694 A. ſeq. B.

βούλομαι malo I. 496 D. 668 B.—τι βούλονται interrogat I. 1059 B.—τι σφόδρα I. 986 D.—faveo I. 653 D.—ὅσον βούλομαι vinco quem I. 600 C.—τὸ βούλεσθαι voluntas I. 781 C.—μαι εἶναι bono ſenſu I. 791 E.—μαι εἶναι τι τοῦτο ut Lat. explico II. 19 F.—ἠβουλήθης II. 242 F.—uxorem βουλομένην alteri ἐκδοῦναι I. 165 D.—τὸ βουλόμενον I. 1025 F.

Amph. I. 1180.—imperat. βούλου Philem. Stob. 455, 42. —jungitur cum θέλω Porphyr. 'Αφορμ. §. 28.—εἰ βούλεται, *five, fac hoc esse,* Dio Chr. 659 D. vid. Reisk.—οὔτε—οὔτε—οὐθ' ὅτι ποτε βούλεται Plato 638 E.—Imp. βουλήθητε Aristid. I. 397.—ὁ 'Αλκιβιάδης βούλεται αὐτῷ παράκλησιν dialogus Alcibiadis Platoni habet propositam adhortationem Aristid. II. 323.—μαι τι cupio Aristid. I. 562. —ὅσον βούλομαι κρατῶ id. II. 256.—τί σοι βούλεται τοῦτο id. 295. τί βούλεται τοῦτο σημαίνειν Gatak. M. A. 293.

βουνοειδὴς I. 17 B.

βοῦνος I. 461 E.

βουνώδης I. 559 C.

βούπρωρος hecatombe II. 668 C. Soph. Trach. 13. Steph. Thes. L. G. III. p. 1608 F. citat Eustath. Od. λ'. 130. p. 423. ed. Bas. Conf. Hesych. ubi nil viri docti nisi Steph. et Eustath. citant; præterea Casaub. Athen. p. 10. qui item nil aliud.

βοῦς II. 137 C. 139 B. 147 D. 175 D. 198 D. 229 E. 238 F. I. 103 A. B. II. 64 E.—ἐκ τοῦ βοὸς τοὺς ἱμάντας λαμβάνειν II. 1090 E.

βουστροφηδὸν Pausan. 420.

βούτυρον II. 1109 B. C.

βουφόνος Wesseling. Diod. Sic. I. p. 258.

βραβεῖον τινι ἀποδοῦναι II. 742 C.

βραβεὺς Plato 689 A.

βραβευτὴς II. 1045 D. 638 E. 750 A. 817 B. 965 D. I. 781 A.

βραβεύω II. 644 A. 712 E. 757 C. 758 B. 795 A. 946 E. 960 A. 1007 D. 1107 E. I. 22 F. 58 C. 152 A. 284 E. 620 E. 603 E. 648 A. 649 A. 712 A. 780 D. 781 B. 800 E. 865 A. B. 981 D. 1002 F. 1022 A. 1039 E. Clearch. Athen. 670 A. Aristid. I. 24. 189. 392. 506. Wesseling. Diod. Sic. I. 583. 693.

βραγχία τὰ in respiratione II. 903 F.—piscis II. 979 C.

βραδέως II. 53 A. 206 C.

βραδύνω II. 707 E. 726 A. I. 93 C. 387 D. 419 C. 594 D.

βραδυπορέω II. 907 F.

βραδύπορος II. 626 A. 941 B.

Γ.

—γάμον λαβεῖν I. 356 A. 378 A.—γάμοι βασιλικοὶ I. 388 E.—γυναικῶν I. 388 E.—γάμον γαμεῖν v. γαμέω.—γάμων ὥραν ἔχειν I. 805 A. II. 27 A.—ἐπιδοῦναι τινι γάμον I. 907 C.—περὶ γάμον ἀδικεῖσθαι I. 919 E.—ἐν γάμοις μίμων καὶ γελωτοποιῶν verſari I. 920 A.—πρὸς γάμον cui dare mulierem I. 966 D.—γάμων καὶ γυναικῶν μεχρὶ maledicere cui I. 1045 E.—φερνὰς ἐπὶ γάμοις λαβεῖν II. 78 B.—γάμος in bonis cenſetur II. 113 C.—γάμος ἱερὸς Jovis et Junonis. Th. Gale ad Apollodor. p. 6. Heſych. ἱερὸς γάμος.

γαμψώνυχος II. 670 C. 727 C. E.

γαμωδᾶν corrupt. Lacon. I. 43 A.

γάννυμαι II. 540 C. 634 A. 1098 E. Ariſtid. I. 330. 332. 354. 571. II. 388.

γάνος, γανοῦσθαι, γάνωμα, γάνωσις vid. n. ad II. 42 B.

γὰρ remot. ab initio Hemſterh. Lucian. 432.—Itane? II. 423 B.—explicantis II. 424 D. 502 E. Anthol. II. 34, 3.—Porro Lucill. Anthol. II. 1, 7.—At Xenoph. M. S. I. 1, 2.—νῦν δὲ οὐ γάρ ἐστι f. abund. Plato 661 A.—οὕτω—γὰρ pro ὥστε Dio Chr. XI. 176 C.—σημεῖον δέ· τοὺς γὰρ Dio Chr. VI. 87 B.—γὰρ interrog. II. 186 A. 187 A. 612 F. 646 B. I. 525 F. Dio Chryſ. X. 147 C. Plaut. Amph. II. 1, 2, 33. Aul. I. 1, 3, 5.—Reſpond. II. 627 E. 175 D. 179 D. 190 A. 192 C. 197 A. 200 E. 205 A. 216 F. 231 A. 242 A.—pro ὅτι in explicatione ab initio (ut ſæpe) II. 684 B. 827 F. 1003 A. I. 631 D. 897 A. Senec. Qu. Nat. V. 18. init. vid. emend. Platon. Leg. 630 A. 634 H. 641 C.—τοι II. 710 F.—abund. in ἀλλὰ γὰρ II. 1131 B. 1146 D.—in citatione v. n. ad II. 37 F.—init. expl. II. 197 C. I. 512 A.—tranſpoſ. Athen. 544 F. 545 A.

γαργαλίζεσθαι II. 546 C. 610 C.—ον τὸ II. 705 A. 786 C. —ζω II. 51 D. 61 B.D. 137 A. 705 E. 766 E. 1088 A. —aures Ariſtid. II. 405. 414.

γαργαλισμὸς II. 126 B. 765 C. 997 B. 1129 B. I. 361 B. Epicur. Cleomed. 475. Athen. 546 E.

Γαργηττοῖ I. 6 A. 16 E.

γάρος II. 995 C. Epict. Diff. Artemidor. et Rigalt. p. 29. Athen. 494 D. et alibi Ariſtid. I. 317.

f. corr. τε II. 71 F. refponf. refutans II. 241 C.—γε —τε pro μὲν—δὲ Plato 629 F. Sim. 639 F. ter Ariftid. I. 505.—γέ που Ariftid. II. 20. 28. 75. 332. 343. 347. 399.

γέγηθα II. 409 C.

γεγηθὼς II. 766 A.

γεγωνέω I. 374 F. γεγωνὸν Jambl. V. P. 134.

γεγώνησις II. 722 E.

γεινάμενοι οἱ parentes II. 1123 A. 193 A.

γειτνίασις vicinitas II. 286 E. 925 D. I. 163 C. 225 D. 240 C. 257 F. 299 C. 372 D. 386 E.

γειτνιάω II. 698 A. 776 F. 951 D. I. 20 E. 91 D. 479 C. 534 C. 543 E. 827 D. 831 A. 870 B.—ῶντα ῥήματα gram. Dio Chryf. XII. 213 D.

γειτονέω Plato 648 D.—ημα mare πικρὸν καὶ ἅλμυρον Plato 596 C. Ariftid. II. 206. In Alcmanis fr. habet Fulv. Urfin. Lyr. p. 69. Liban. II. 383 C.

γειτονία πικρὰ Plato 648 E.

γείτων I. 755 C. II. 185 D. Plato 676 B. ὁ ἐγγύτατα Plato 660 D. 678 C. et γειτόνων II. 48 C. Ariftid. I. 138.

γελάω τινι ἐπί τινι II. 169 D.—ὁ γελώμενος βόλβος II. 664 C. —ὑπὸ γέλωτος εἰς τὸ γελᾶν ἀφικνεῖσθαι Ariftoph. II. 853 B. —γελᾶν et γελᾶσθαι I. 926 C.—Simpl. II. 46 B. 47 E. 63 D. 88 E. 123 A. 139 F. 142 A. 146 E. 148 C. 149 E. 151 C. D. 152 D. 154 C. F. 156 A. 160 D. 165 F. 169 D. 175 E. 177 E. 187 E. 200 C. 214 A. 223 C. E. 229 B. 231 B.—Med. pro activ. II. 145 C.

γελοιάζω II. 231 C.

γελοῖος—II. 677 C. 1118 C. 88 E.—Simpl. II. 152 A. 154 B. F.—γελοῖα ποιῶν οὐκ ἔτι γέλωτος ἄξια πάσχεις II. 814 A.—eft vel παιγνιῶδες vel καταγέλαστον II. 853 D.— τὴν ὄψιν I. 685 E.—ambig. ut Plat. Symp. I. 769 D. 886 F.—oratoris dos I. 851 B.—Caffium dicebant effe ὑγρότερον τῷ γελοίῳ καὶ φιλοσκώπτην I. 997 C.—comici II. 68 B.—τὰ γελοῖα II. 199 A. in iis σπουδάζειν—γελοῖος quis fit τῷ συνεχῶς γελοιάζειν II. 231 C.—γελοῖον quid eft II.

E. 1052 A. Wessel. Diod. Sic. I. p. 10. I. 386 C.—παῖς et ποιητὸς differunt Plato 679 E.

γεννήτωρ II. 1049 A. γενέτωρ Apollo Jamblich. V. P. 25. Plato 658 C. 662 B. 680 G.

γεννικὸς (l. γενικὸς) universalis, generalis II. 874 D. Diog. Laërt. VII. 61. 132. Hemsterh. Luc. 9.

γεννικῶς cum νν Venet. pro γενναίως II. 46 E. 238 A.

γένος—II. 835 C. 839 E. 985 A. I. 153 C. 155 C. 172 D. —populus I. 453 E. 642 D. 660 A.—varii γένει καὶ διαφορᾷ II. 667 E.—patria I. 165 F. 501 D. 667 B. 705 D. 859 B. 934 F. 1024 F. 1038 A.—θεῶν I. 173 E.—familia, gens I. 318 D. E. 319 B. 353 B. C. 356 C. 451 C.—τιμηταὶ—τὰ γένη καὶ τὰς πολιτείας διέκρινον I. 345 C.—οἱ ἔγγυς γένους cognati, propinqui II. 289 D.—οὐκ ἂν ἦν δανειστῶν γένος II. 830 D.—τῷ γένει sua natura II. 954 D. —κατὰ γένος διαιρεῖσθαί τι II. 989 B.—ut Lat. ἐν τῷ γένει τούτῳ II. 1038 E. I. 218 E. Sim. II. 19 B.—Log. et εἶδος II. 1115 D.—κατὰ γένη καὶ δήμους I. 10 F.—juvenes ἀπὸ γένους nobiles I. 31 B.—οἱ ἀπὸ γένους posteri I. 109 D. 128 E.—patria I. 111 F. 113 A. 118 B. 393 D. 480 C. II. 1133 C. 1134 E.—καὶ οἶκος I. 153 C.—προσήκων κατὰ γένος I. 165 D. 480 C. Aristoph. Ran. 710. Mus. II. 1134 E. 1141 B. 1142 E. 1143 D. 1145 A. —κατὰ se vocant Ligurinos I. 416 D.—generatio I. 456 A. B.—nobilitas I. 476 C. II. 141 A. C. Dio Chrys. 607 D.—κατὰ γένος ἐξ ἀρχῆς munus possidere I. 556 B. —καὶ δόξα I. 648 E.—γένεσι καὶ πλούτῳ καὶ φρονήμασι διαφέροντες I. 653 A.—γένος pro πρᾶγμα vel simil. periphr. et rep. subj. I. 888 D.—τυράννων pro tyranni I. 987 E. Aristox. Athen. 546 B.—natio, populus, Trojan. Gr. II. 29 D. Aristid. I. 222. 224. 225. 519. 523. 542.—ἀνθρώπειον II. 117 D. τὸ μὲν ἐμὸν ἀπ' ἐμοῦ ἄρχεται, τὸ δὲ σὸν ἐν σοὶ παύεται II. 187 B.—origo, majores II. 202 A. 225 F. —pro συγγένεια Plato 680 A. 681 F.—καὶ εἶδος Plato 704 E.—Elementum ut Timæo Plato 702 B.—periphrastice cum genit. id. 701 A.—γένη animalium II. 226 A.—periphrast. τὸ τῆς σώφρονος ἰδέας γένος pro σωφροσύνη Plato 646 A.—ἓν γένος ὂν περιλαβὸν τὰ τρία γένη Plato 647 G.

τιώτας ἄνδρας ἀγαθοὺς γενέσθαι I. 372 E.—γενόμενος δυοκαίδεκα ἐτῶν cum natus eſt annos 12. I. 384 C.—γενόμενοι ἀνδρῶν κράτιστοι cum fortiſſime pugnaſſent I. 419 A.—γεγονὼς κακῶς nothus I. 446 B.—abund. cum adj. I. 520 F. —τὰ γεγονότα facta I. 479 B.—ἐγένοντό τινες, οἱ—οὐκ ἠκολούθησαν I. 562 B.—ἐγκρατὴς maneo compos I. 589 E.— οὔτε γέγονε, οὔτε ἐστι I. 633 D.—γενομένους ἀνθρώπους hæc φέρειν δεῖ I. 659 B. γίνεται βουλὴ habetur ſenatus I. 767 B. 771 E.—ὄντος αὐτῷ φίλου ἐραστοῦ γεγονότος cum haberet amicum qui quondam ipſius amator fuerat I. 805 F.— Cleomenes τοιοῦτος ἀνὴρ γενόμενος οὕτως κατέστρεψε I. 823 A.—γενόμενος ἐκ παίδων cum e pueritia exceſſiſſet I. 925 D. —καὶ βιόω I. 861 A.—τρέφομαι ib.—γενέσθαι mihi quid κελεύω I. 954 D.—γενόμενος πρός τι pro πεφυκὼς a natura factus I. 1011 A.—γεγονὼς ἔτος πεντήκοστον I. 1024 E.— γενόμενα et ἔργα diſting. Ariſtot. ap. Stob. I. p. 2, 50. vulgo conſequentiæ, Gr. ἐπακολούθημα, aliis fructus. Sic Herodot. init. exord.—et πράγματα vid. ind. Demoſth. Reiſk.—καὶ λεγόμενα II. 26 E.—τὸ γινόμενον factum II. 74 A.—ἄρτι γεγονότες νήπια παῖδες II. 113 D.—ἀρχὴν τὸ γενέσθαι ἄνθρωπον μεγίστη συμφορὰ Crantor. II. 115 B. conf. ib. C. D. E. 117 D.—τοὺς ἐπὶ τοῖς υἱοῖς γινομένους θανάτους pro θανάτους υἱῶν II. 118 C.—ἔν τινι II. 126 E. 128 E. 132 E. 136 B. 143 D. 148 B.—γενησόμενος καὶ μέλλων II. 129 A.—μαι ἔκ τινος venio ex negotio II. 129 E.—μαι μόνος II. 140 A.—τοῦτο οὐχ ἁπλῶς γινόμενον ἐστιν II. 143 E. abund. nec ne?—αὐτὸς πρὸς αὐτῷ II. 151 C. —ἔργον eſt τὸ γινόμενον magis quam δι' οὗ γίνεται II. 156 B.—τὸ γινόμενον res de qua agitur II. 168 E.—μήτε γεγονέναι μηδὲ εἶναι II. 169 F.—γεγονέναι καὶ πάλιν γενήσεσθαι II. 170 E.—ἀρχὴν (ſubaud. τοῦ) γενέσθαι παρέσχεν, καὶ γενομένη δίδωσιν ἀπολογίαν II. 171 A.—venio, adveni II. 163 B.—αὐτὸς ἐφ' ἑαυτῷ, vulg. ἑαυτὸν II. 179 A.—ἐγένετο ἐπίγραμμα εἰς τοῦτον factum eſt, ſcriptum eſt II. 234 F.— γεγονὼς ἔτη λ̄ II. 207 C.—μαι ἀγαθὸς fortem me præſto II. 234 A.—γεγονὼς ἀπὸ Βρασίδου ex Braſidæ poſteris II. 207 F.—πρὸς ἑαυτῷ II. 209 D.—γίνομαι κατά τινα loco

A. G. 702 C.D. 703 A.G 705 C.—τὰ αὐτά τινι Ariftid. I. 110.—ω τι facio quid Ariftid. I. 424. 478. amo quid Ariftid. I. 523.

γλαύκινος II. 821 E.

γλαυκόμματος I. 336 C.

γλαυκὸς mare Hom. II. 934 F.—I. 336 C.

γλαυκότης I. 451 E.

γλαυκῶπις μήνη II. 929 C. Empedocl. 934 D.

γλαῦξ I. 166 D. nummi infigne I. 442 B. C. 535 F. 858 B.

γλαφυρία II. 1065 D. I. 105 A. 387 D.

γλαφυρὸς II. 673 F. 712 D. 720 A. 874 B. 971 F. 1091 C. 1096 B. I. 51 A. 305 E. 311 A.—opponitur χρειώδει II. 715 B. 989 C. 997 C.—I. 407 B. 487 C. 589 F. 739 D. 863 C. 983 D. II. 122 D. Plotin. 474 B.—γλαφυρὸς medicus Porph. Abft. IV. 2.

γλεῦκος II. 655 E. feq. 735 D. 918 E. F. 396 C.

γλήχων II. 511 C.

γλισχρὸς jejunus, nimis argutus II. 31 E. ubi v. n.—parcus II. 44 C. 237 E. bis. 334 B. 379 A. 762 B. 1077 A. I. 50 F. 435 A. Ariftid. II. 367.—γλισχρὰ καὶ μικρὰ II. 601 D. (mafc. 811 C.) 975 E. 987 A. 1091 E. I. 862 C. 884 F. 1060 A.—ὸς locus, fterilis I. 370 D. 461 C.—τοῖς καρποῖς II. 640 F.—καὶ ἀσθενὴς humor II. 683 D. 689 F.—γλισχρὰ καὶ διακονικὰ munera II. 794 F. —tenax II. 966 F.—tenuis II. 1087 D.—ὰ χορηγίᾳ in œconomia I. 171 F.—parvus I. 375 D.—canis II. 48 B. leg. λιχνός.

γλισχρότης navis immundæ parietum bis II. 641 E.—II. 125 E. 1088 D. I. 114 A. confund. cum αἰσχρός. vid. Diog. L. II. 30.

γλισχρῶς καὶ ἀπροθύμως I. 651 A. conf. 716 B.—ftillat foris II. 954 C.—καὶ μόγις II. 954 E. I. 130 C. 142 E. 583 E. 817 F.—I. 257 B. parce I. 204 D. 211 B. 435 A.

γλίχομαι II. 1 B. 47 B. 84 D. 424 D. 601 D. 606 D. 745 E. 749 A. 943 C. 961 E. 1004 F. I. 69 A. 235 D. 322 A. Ariftid. I. 397. 410. 453.

γλοιὸς eo ἀλείφεσθαι in balneo Teles Stob. 524.

B.D. 639 A. 662 B.E. 669 B. 1026 E. 1052 C. II. 15 C. 112 A. 707 E. 1070 C. ſcriptum II. 840 E. 849 D. I. 335 C. 1009 D. amicus II. 89 B.—uxor I. 1023 B. II. 140 A. 173 F.—animo I. 1071 A. Deus Plato 702 G.

γνόφος—οἱ τοῖς ἀπὸ τῶν γνόφων πνεύμασι πλέοντες Dio Chryſ. XXXIV. 424 B.

γνοφώδης II. 949 A.

γνώμη—ἀπὸ γνώμης ex animi ſententia II. 44 D. 798 E.—κατὰ γνώμην I. 133 D.—τὰς κρίσεις—μετὰ γνώμης dare—an prætor qui judices in ſuffragium mittit? I. 990 C.—deliberantes οὐ κατὰ τὰ αὐτὰ ταῖς γνώμαις ἐφέροντο I. 999 C.—ἐπί τινα, inſidiæ I. 1009 E. κατὰ γνώμην opp. ἀνάγκῃ I. 1073 B.—ſententia dicti II. 27 A.—poëtæ II. 35 E. F.—in conſeſſu et conſilio II. 41 B.—et χρησμὸς oppon. II. 57 F.—γνώμης δεόμενοι II. 57 F.—εἴς τι quaſi ῥοπὴ II. 62 B.—opponitur ἔργῳ II. 89 C.—οὐ κατά γε τὴν ἐμὴν γνώμην II. 135 B.—πρόχειρόν τι ἔχειν γνώμης fere abund. II. 639 B.—γνώμην λαβεῖν II. 718 C.—ſententia in judicio vel ſenatu II. 795 A. I. 43 C. 84 A. 145 B.C. 150 C. 151 E.—παρὰ γνώμην v. n. ad II. 44 D.—γνώμην ἀποφαίνομαι II. 856 E. I. 352 C. 654 C.—προστίθεσθαι τινὶ II. 868 E.—μὴ κατὰ γνώμην τυγχάνω τῶν ἐνταῦθα rebus adverſis hic utor II. 1106 A.—ἔθους ἕνεκα μᾶλλον ἢ γνώμης, ſenatores conſuetudine magis quam ſententiæ dicendæ cauſſa in ſenatum congregabantur I. 34 B.—γνώμης μεταλαμβάνειν jus ſuffragii habere I. 77 A.—παρασκευάζεσθαι γνώμῃ I. 69 C.—et ἕξις I. 74 D.—διὰ τὴν γνώμην libenter I. 92 A.—γνώμῃ κρατέω I. 116 F. 221 D.—γνώμην ποιέομαι I. 120 A. 305 A. 778 E. Hierocl. Stob. 490. Syneſ. 119 B. 128 A.—Sententia, propoſitum I. 125 D.—γνώμη εἰς ἔμε περιέρχεται in ſenat. I. 871 A.—μην ἐρωτᾶσθαι ſenat. I. 870 E.—λόγους—εἰς γνώμας ἀνῆγε καὶ περιόδους I. 849 C.—γνώμης πεῖραν δοῦναι I. 820 B.—μην ἔχω cum inf. I. 788 A.—κατὰ γνώμην τινος I. 783 F.—μη in ſenatu I. 711 A. 712 D. 986 A.B. 992 B.E. paſſim.—ἀπὸ γνώμης v. ad II. 44 D.—μην τρέπω πρός τι I. 659 F.—in concione I. 627 D.—judicii I. 620 F.—μῃ δια-

γνωρίζω τινα τινι concilio II. 579 D. I. 186 C.—vocem alicujus II. 976 A. simil. 978 D.—I. 14 D. 136 F.—notum facio I. 3 E.—ζειν ἑαυτοὺς reconciliari Aristid. I. 195.—γνωρίζεσθαι τινὶ mulier concumbit cum quo II. 273 A. B.—nemo Aristid. I. 536. 569.—γνωρίζω quem in amicitiam recipio I. 193 C.—agnosco quem I. 224 C. 415 B. 426 C. 578 D. 587 B. II. 161 A. 162 D.—cognosco de facie I. 561 F.—μαι ad auctoritatem pervenio I. 949 F.—τινι 1049 A.—μαι ἔν τινι Plato 699 E.—ex obscuro clarus fio in rep. I. 336 B.—agnosco regem ut Lat. Herodian. VIII. 6, 4.

γνώριμος nobilis in rep. I. 345 C. 379 A. nobilis, patricius Wessel. Diod. Sic. I. 534. 448 B.—celeber II. 244 E. 674 E. 731 A. I. 114 B.—familiaris II. 81 A. 241 E. 679 C. 697 D. 707 C. 708 B. 723 B.—philosophorum discipuli II. 63 E. 70 E. F. 71 B. 118 D. 220 C. 448 E. 796 D. 838 A. 1120 D. I. 124 E. 165 C.—ον sibi convivium debet manere—η cithara convivii II. 712 F.—γνώριμον δόξαν II. 242 E.—disting. ab ἑταῖρος II. 836 C.—diff. ab ἀκροατῆς II. 841 B. Idem fere Upton. ind. Epictet.—res nota II. 978 D.—Fœm. γνωρίμη I. 41 E. amica Aristid. II. 428.—cognitus τινὶ II. 419 B.—opponitur infimæ plebi I. 223 C. 513 E. 524 B. 836 A. 838 C. F. 970 B. 977 C. 979 D. Morus Xenoph. Hellen. II. 2, 3. Dio Chrys. XXXIV. 413 C. XXXVI. 442 B.—γνωριμώτατοι optimates I. 236 C.—nobilis I. 271 E. 539 C. 621 A.—καὶ συνήθης I. 752 C. 981 E. II. 156 D.—disting. I. 988 F.—f. bonus civis I. 769 A.—γνώριμον rem nobis facere, sc. usu II. 123 C. Plato 631 D.—distinguitur φίλος Antiphan. Stob. 220.—f. doctus, celebratus Aristid. II. 361.

γνώρισις ἡγεμόνων II. 491 B.

γνωριστικὸς II. 79 C.

γνωρίσματα εὐγενείας τὴν ἀρετὴν habere II. 320 E.—I. 2 D. 4 A. 21 D. 303 D. 569 F. ind. amata Aristid. II. 123.

γνῶσις II. 17 D. E. 44 B. 47 B. (ἀρετῆς f. κτῆσις 137 E.)

170 C.—εται καὶ φέρεται ab exercitu τι ſc. nuncius I. 752 B.—νόμον I. 407 D. 631 F. 634 C. 649 A. 779 F. 780 C. II. 207 D.—δόγμα I. 407 D.—μαι med. pingi curo I. 428 E. 619 F.—διάλυσιν γάμου I. 474 A.—φω quem tutorem in teſtamento I. 494 D.—abund. ἀτέλειαν τινι γράφων καταγγέλλω I. 581 B.—φει quid hiſtoricus I. 614 F.—φω με τι nomino me nomine quodam I. 625 D. —φει τῷ Μετέλλῳ κωλύων τὸν πόλεμον I. 634 A.—ταῖς πόλεσι μὴ προσέχειν τῷ Μετέλλῳ ib.—γέγραφε τινι τὰ πράγματα ποιούμενος? an legem ſ. teſtamentum fecit qua cui donavit res I. 641 B.—ſubint. νόμον I. 644 A.D. 645 D. —γράφω εἰς τὴν βουλὴν τιμὰς Cæſaris, ſuadeo in ſenatu, decerno honores Cæſari I. 734 D.—μαι συνθήκας I. 781 A.—μαι dux, creor I. 812 A.—ται leg. ſubaud. I. 827 C. 828 B. 837 D. 838 C. E. 839 A.—κληρόνομος I. 830 F. —γράφεται et κρίνεται γραφὴ diſting.—φω καὶ πλάττω I. 889 E. 917 C. Galen. Protr. T. II. p. 4 A. D.—γνώμην in Pop. Athen. I. 905 C.—quid in teſtamento I. 922 E. —ω τινα πολίτην Soran. ed. Galen. Par. I. 2 B.—ω quid ἐν τῷ δήμῳ I. 744 E.—quem civem I. 755 A.—cui donum I. 767 D. E.—γράψας ἀπέσταλκά σοι τὴν σχολὴν II. 37 C.—ω τινι ſc. in ep. II. 70 A. ſim. 161.B. 174 E. 183 C. F. 191 B. 206 E. 207 E. 212 D. 218 F. 225 C. 229 B. 233 F. 241 A. D.—καὶ πέμπω πρός τινα II. 100 E. —γράφω τινι ſc. in libro præceptum in uſum alicujus hominis II. 130 A.—ω ἀπόλειψιν II. 144 A.—τὰ γεγραμμένα τινι liber ab eo ſcriptus II. 145 A.—ω τι πρός τινα adverſus quem II. 146 E.—τὰ γεγραμμένα ſcripta ſc. in epiſtola II. 151 B.—ω καὶ προστάττω pro -ων προστάττω II. 153 E.—ει ſcriptor II. 155 F. 152 D. 182 F. 189 D. 199 D. 205 F. 212 C. 218 F. 219 C. 232 E.—ει legiſlator II. 155 F. 157 E.—μενος καὶ πιστευόμενος λόγος II. 162 B.—ω τινα ἐν τοῖς ποιήμασι Ἡλίου παῖδα II. 182 C.—σθαι τινα τῆς αὐτῆς Ariſtid. II. 151.—εἰς τέφραν Julian. 286 C. ἐν ὕδασι γράφειν Julian. 249 A.—σθαι accuſare Plato 681 E. 682 A. 686 F. 689 A. 692 A.—ω accuſationem vel defenſionem Plato 689 A.—ω teſtamentum et ſim. Plato 679 D. E. F.—μαι τινα πρός τινα accuſo quem apud judi-

δανειστὴς II. 4 B. 188 A. 819 E. 822 D. 828 A.B.E. 829 B.C.E. 830 D. 831 D. 832 A. I. 148 A. 215 D.E. 496 B.E. 504 C. 547 A. 712 E. 713 B. 881 F.

δανειστικὸς I. 789 C. 801 B.

δάνος mors II. 22 C. unde ῥιγεδανός.

δαπανάω II. 155 A. 166 A. 218 C. 823 D. I. 160 F. 176 F. 185 C.—ᾶται cibus in corpus II. 641 A. 689 E. —μαι act. I. 459 E. 1035 D.—passim morbo I. 1059 D. sim. Sotad. Stob. 528, 21.

δαπάνη pecunia I. 318 F.—convivium factum ἐκ δαπάνης II. 64 F. 686 D.—II. 64 D. 150 C. bis. 192 D. bis. 212 B. 237 E. 693 E. 711 A. I. 162 A. 166 E. 338 A. 339 E. 492 F. 521 D. 565 D. 709 E. 866 A. 912 D. 916 D. 980 B.

δαπάνημα II. 85 E. I. 519 E. 964 F.

δαπανηρὸς I. 171 F. 333 E. 705 B.

δάπανος τινὸς II. 624 D. 956 E. Toup. Longin. p. 240. Procl. ad Hesiod. p. 149 a. fin.—Hinc Latinum *damnum* interpretes ad Plaut. Trucul. I. 144.

δαπὶς—δαπίδες (Conf. Lindebrog. ad Amm. Marc. p. 48.) I. 602 D. 695 B. 1047 E.

δαρεικὸς II. 173 D. 193 C. 211 A. 486 E. 846 A. 847 F. I. 435 B. 1013 C. 1019 D.F. 1022 E.—argenteus est et aureus I. 485 C.

δᾳς II. 418 A. 640 D. 667 A. I. 109 D. 177 E.—καὶ δαλὸς I. 264 D.—ἐπὶ δᾷδα καὶ κορωνίδα τοῦ βίου προελθεῖν II. 789 A.—I. 200 A. 457 D. 871 E. 1071 C.—καιομένη I. 418 B. 982 E.—καὶ λάμπας I. 977 E. differt Athen. 700 D.E.—καὶ δαλὸς Dio Chr. 667 B.

δάσασθαι I. 27 E. 34 C. Aristid. I. 19.—μενος τὴν λείαν Anaximander Athen. 498 A. Sext. Emp. X. fin. pro πασαμένους leg. δασαμένους.

δασμολογέω II. 832 A. I. 581 D. Dio Chrys. 506 C.

δασμολογία I. 925 D.

δασμὸς II. 774 C. I. 6 C.D. 7 B. 8 C. 11 E. 352 A. 1060 E. Dio Chr. 665 A.

δασύνω—εσθαι II. 651 E.—litera II. 738 C.

δασύπους II. 730 A. 971 A.D.

208 D. 214 D. 224 A. 230 D. 236 F. 240 E.—invenio, auctor fum II. p. 380 A. ut φαίνω alias. Sic *oftendo* ap. Quintil. XI. 2. Horat. Ep. I. 19, 22. et plura ap. Gefner. Thef.—Plut. II. 356 A.—de pictore et ftatuario II. 335 E. 346 F. (Dio Chr. XII. 209 C. corrupt. vid. Exc. 4.) item LXV. 612 C. δείκνυσθαι pro δάκνεσθαι Ariftid. II. 302.—facr. et myfter. δεικνύμενα et δρώμενα II. 352 C. ubi v. n.—τι ἀπό τινος demonftrare quid per quid II. 651 A.—infantulos ad lunam II. 658 E.—δείκνυσιν ἀρχὴ ἄνδρα II. 811 B. Upton. Epict. p. 77.—δείκνυται πρόσωπον in fcena pro διδάσκεται II. 854 B.—δείκνυται τι τι II. 924 E.—δεικνύει pöëta πρός τι—vulg. αἰνίττεται II. 952 A. Ariftid. I. 198.—et ποιέω difting. II. 1129 F.—I. 161 C.—me hoftem I. 227 E.—I. 241 E. —τι χρυσὸν fuperari a quo—νῶτα fugere I. 304 C.—ὕμνον in doctrina I. 307 E.—ξει ἀγὼν vir quantus fit I. 326 C.—ει ὄψει hiftoricus I. 1014 F.—μι quem facerdotem, leg. ἀναδείκνυμι I. 1025 B.—σι deus prodigium I. 1047 D.—ται quid etiam nunc I. 750 C.—cauffa ἡ δείξασα ἡμῖν τὸ τοῦ ἡλίου φῶς cauffa nativitatis noftræ II. 106 F.—τοῦτο ἔδειξε τὸ εἰωθὸς hæc res oftendit confuetam, i. e. eadem eft atque illa confueta II. 115 A.—vifcera foli II. 159 B.—δείξει αὕτη ἡ ἡμέρα τὸν ἀγαθὸν II. 231 F.—exemplum Plato 612 D. —μι ἔργῳ, φράζω λόγῳ Plato 638 B.—fimpl. Plato 699 F. —opp. καταδείκνυμι Ariftid. I. 184. Med. oftendo me Ariftid. I. 219. id. ac καταδείκνυμι id. I. 186.—δέδεικται ib. I. 454.—μι creo ib. I. 515. Sim. II. 2. doceo id. II. 225.

δεικτικὸς—ῶς demonftrative gram. II. 747 C.

δειλαίνειν II. 1046 F. Ariftot. Nicom. II. 6.

δείλαιος II. 22 B. 119 B. 164 C.

δείλη—δείλης II. 111 C. 935 E. 1058 A. I. 119 F. 306 D. 438 B. 706 F. 765 F.—ὀψία I. 382 E. 652 B.

δειλία II. 56 C. 66 C. 73 E. 74 B. 80 C. 169 C. 215 F. 224 B. 232 C. 784 A. 962 B. D. 988 C. 1050 D. I. 524 C. 525 D. 527 D. 528 A. 565 C. Plato 670 G. 671 C. 683 C. 692 F.—in difp. II. 1146 E.—ας πρόφασις I. 855 A. 663 E. 769 E. 1040 F. II. 31 F. 34 E.—ἀνανδρίας

(ut Demosth.) II. 960 A. I. 877 C.—ingeniosus II. 963 A. 60 E. Dio Chrys. XXXIII. 409 D. 410 C. 536 B. 537 C.—σοφιστὴς II. 988 E. I. 573 A. Eurip. Suppl. 902. ubi Markl. Hippol. 921. ibi Valcken. II. 229 A. fim. Hermias MS. p. 179.—τί δεινὸν εἰ II. 1067 A. 144 E. —δεινὸν οὐδὲν εἰ II. 1067 B.—οὐ μὴν ἐνταῦθα τὸ δεινότατόν ἐστι, ἀλλὰ II. 1076 C.—τὸ δὲ δεινῶν, φασὶ δεινότατον, εἰ Ellipt. II. 1082 B. Aristocl. Euseb. P. E. XIV. 767 B.—pictor, ut deceptor II. 1123 C.—δεινὰ ποιεῖν ὁμολογοῦσι II. 1125 F.—δεινὸν ποιέομαι τι I. 4 D. 392 E. 920 B.—δεινὰ πάσχειν οἴεσθαι I. 21 A.—ἡγεῖσθαι I. 903 C.—δεινὸν εἰ sc. ἐστι II. 159 E. 163 E. δεινὸν μὲν οὖν τὸ τῆς γεωργίας periculum imminet agriculturæ II. 158 C.—δεινὸν ἦν cum inf. *grave esset* II. 144 C.—δεινὸς ἔρως II. 47 C.—πρὸς τὰ δεινὰ δυσκάθεκτος II. 31 D.—πρὸς τὰ δεινὰ ἑτοῖμος I. 1064 C. —πρὸς τὸ δεινὸν χωρέω I. 1047 C.—δεινόν τι πάσχειν graviter affici I. 82 A.—δεινὸν ἡγέομαι I. 99 A. II. 132 E.—δεινὰ ποιεῖν I. 100 B. Aristoph. Ran. 1125.—δρᾶν καὶ πάσχειν I. 101 C.—δεινὸς εἰπεῖν I. 114 D. 232 F. 514 D. 520 A. 544 C. 558 D. 629 E. 759 E. 769 F.—παρ' αὐτὸ τὸ δεινὸν I. 125 B.—δεινὸν φαίνεται I. 170 B.—δεινὰ piacula I. 287 C.—δεινὸς cum inf. I. 337 D. 343 D. 385 A. 877 E. II. 104 C. 169 A.—λόγος δεινὸς, orationis forma gravis I. 339 F.—οὐδὲν δεινὸν εἶναι dixit, nil esse incommodi dixit I. 341 F.—δεινόν ἐστι quid I. 369 D. II. 30 C.—νὸς dux I. 389 D. 434 E. 511 C. 580 D. 787 E.—visu I. 399 B. 398 A. 403 E. 405 F.—οὐδὲν δεινὸν sc. ἐστι I. 436 D. 474 C.—δεινὸς θεὸς I. 553 A.—εἰπεῖν opp. αἱμύλῳ et πιθανῷ I. 589 F.—περί τι peritus I. 700 F.—τὸ periculum I. 739 A.—νὸν ἀναβλέπω I. 793 A. τὰ δεινὰ prælium I. 1015 A.—δεινὰ f. leg. δέοντα I. 1070 E.—δεινὸν ἔν τινι peritus in re II. 31 E.—οὐδὲν αὐτῷ omnia æquo fert animo II. 57 E.—ὰ ἀπειλέω II. 235 B.—δεινὸς sc. hostis Aristid. I. 192. —δεινὴ ἡ ἔρις φιλίαν μεταστῆσαι Aristid. II. 297.—δεινὸν pro φαυλὸν id. II. 13.—δεινὴ γὰρ ἡ συνήθεια cum inf. Himer. 272.—δεινὰ ποιεῖσθαι Wessel. Herodot. IX. 33. Procop. B. P. I. 268 B. II. 324.

δεινότης καὶ πολιτεία Periclis II. 343 A. I. 156 B.—impera-

II. 160 F. seq.—ινος ἐν χέρσῳ βία I. 847 A. metric. prov. Schott. 1015.

Δελφικὸς—καὶ f. leg. mensæ I. 825 B.—ξίφος prov. metr. Schott. 1290. Ariſtot. Polit.

Δελφίνιον locus Apollini ſacer I. 278 B.

Δελφίνιος Apollo II. 984 A. Taylor. lect. Lyſ. p. 223. Potter Lycophr. 208.

Δελφοὶ—ὁ ἐν Δελφοῖς θεὸς I. 7 F. 82 F. 531 F.—εἰς Δελφοὺς I. 130 A. 133 B. II. 150 D.

δέμας ἑλίξας ἀμφ' ἄκανθαν II. 971 F.—eſt a δέω, quaſi δεσμωτήριον animæ, σῶμα de mortuo, Vit. Hom. §. 124. Incertus ap. Stob. Phyſ. p. 784. Heeren. Macrob. Somn. Scip. I. 11. p. 57.

δέμνιον—οις Eur. II. 1126 A.

δέμω—ἐδείματο I. 69 C.—μασθαι οἰκίαν I. 423 F.

δὲν et μηδὲν eſt σῶμα et κενὸν Democrito II. 1109 A. Alcæus Etymol. M. 639,33. 640,26. Bergler. præf. Odyſſ. p. 22.

δενδρίτης Bacchus II. 675 F.

δένδρον I. 1043 D.—δένδρεσιν I. 262 A.—ornat. armatura I. 541 D.

δενδροφόρος I. 459 A.

δενδρόφυτος I. 136 B.

δεξαμενὴ II. 374 B. 882 C. 1023 A. Ariſtid. I. 278. II. 423.

δεξιὸς—δεξιὸν ἐπαστράπτει II. 594 D.—ἐπὶ δεξιὰ I. 131 F. Plato 703 B.—δεξιὰν ἐμβάλλειν τινι II. 12 E. 597 F. I. 478 A. 550 E. 587 D. 765 C.—ὀρέγειν λόγῳ II. 664 D. —ἐκ δεξιῶν I. 119 A.—ὰν ἐκτείνω I. 658 C.—ὰ βασίλειος I. 682 C.—ὰν προτείνω I. 399 C. 467 C. 562 F. II. 85 C.—ἐπὶ δεξιὰ in acie I. 420 C.—ᾶς ἅπτεσθαι τινος I. 467 A.—ὰν cui per alium dare I. 690 B.—λαβεῖν I. 724 F. —cui mitto I. 932 E. Tacit. Hiſt. I. 54. Ern. f. fallitur ut Bryanus. Xen. Anab. II. 4, 1. Nep. Dat. X. 2. Briſſon. P. R. I. 5. 163.—cui ἐνδοῦναι I. 952 A.—ᾶς τινὸς λαβέσθαι I. 988 C.—ᾷ opp. τὸ μὲν I. 728 F. item omiſſ. 729 B.—ἐπὶ δεξιᾷ II. 192 E. ἐν δ. II. 201 D. 222 A. 979 E. 1026 E.—opp. εὐωνύμῳ II. 140 D.—dextra capi-

810 A.—δέομαι et ἐνδέομαι opponuntur (Seneca Ep. 9. ibi Muret. Cic. Tusc. I. 36.) II. 155 D. apud Stob. 484. II. 1068 A. B. C.—μηδὲν δεόμενος ἐποίησε τοῦτο nulla utilitatis ratione ductus hoc fecit II. 298 E. I. 610 E.—οὐδὲν δεομένῳ cui quid facere perperam II. 407 B. 441 B. 855 C. 863 B. 1122 A.—τι ποιεῖν II. 611 C. 1059 D.—τινὸς quærere quid II. 734 E. I. 116 D.—οὐδὲν δεόμενος II. 788 C. 1023 B. 1102 B. I. 93 D. 342 F. 377 C. 640 B. 771 A. 996 C. II. 80 E.—οὐ II. 102. 8 A.—δεόμενα pro δέον—ἑτοιμότερον τῶν δεομένων pro τοῦ δέοντος II. 62 D.—δέομαι ἀμέτρως Plato 677 D.—et δέομαι Xenoph. Cyrop. I. 4, 10. Thucyd. VIII. 64.—δεηθήσεσθαι pro δεήσεσθαι opus habituros esse II. 213 B.—τινος simul notat *peto quid*, et *indigeo eo* II. 186 C.—δεομένη δέχεται φύσις II. 125 B.—δεῖ χρῆσθαι δεόμενον II. 94 B.—δέομαι μή τινος, non habere et non desiderare II. 1125 E.—παίδων δεόμενος oraculum consuluit I. 2 B.—ται ἡ φύσις τινος I. 77 C.—cupere I. 82 B. 388 D.—fere opus habere et petere I. 98 B. μετρίων δεῖσθαι.—πᾶσαν δέησιν I. 162 C.—τι τῆς ἀρχῆς I. 188 A.—et χράομαι oppon. I. 217 E.—δεόμενος cliens patroni caussarum I. 337 D. 336 D. Sim. II. 173 F.—cum inf. *cupio* I. 345 D.—μὴ nolo I. 413 E. II. 125 A.—οὐδέν τινος I. 485 D.—θεάματός τινος I. 542 B.—δέομαι τι ἔχειν Galen. T. I. p. 46 E. δεομένῳ πέμπω τι II. 64 B.

δέος I. 417 B. II. 161 E. 165 B.—συνδεῖ II. 666 D.—καὶ τιμὴ I. 58 F.—καὶ ἔκπληξις I. 417 B.—φόβος I. 432 D. 808 D. Plato 213 B.—φοβερὸν I. 624 F.—θανάτου II. 1105 A. 1106 E.—παιδικὸν II. 1104 C.

δέρκω—τὸ δεδορκὸς τῆς φύσεως II. 15 B. 281 B.—δέδορκε δεινὸν Nicostr. Stob. 427.—ομαι Solon. I. 82 F.—δεδορκὸς βλέπουσα justitia leg. pro δεδοικὸς in Chrysippi loco ap. Gell. XIV. 4. quem nil de mendo suspicans adfert J. Cleric. Sylv. Phil. c. 8. p. 264.—δριμὺ Galen. Protr. T. II. p. 4 D.

δέρμα I. 638 A. 737 B. 1019 E. II. 48 B. 86 D. 1067 E. Aristid. I. 355.

δέρξις orac. II. 432 B.

δημοκρατικῶς II. 616 E.

δημοποιητὸς II. 628 A. I. 91 F. T. Hemſterhuſ. Ariſtoph. Plut. 368. Ariſtid. I. 103.

δημόκρατος I. 565 C.

δῆμος libera reſpublica II. 253 C. 800 A. et ſæpius hoc libro. 826 B. C.—I. 439 E. 436 F. 440 C. 444 E. 972 E. 981 D.—I. 11 D. 24 D. 98 C. 109 B. II. 188 A. C. 196 F. bis. 198 C. D. 201 A. E. 212 C. fere *concio* illis locis. II. 199 B. 207 E. 214 F.—δῆμος I. 742 A.—reſpublica—δήμῳ προσιέναι II. 789 B.—καταλύεται II. 821 F. —Athen. pars I. 10 F.—democratia II. 154 E.—Ariſtid. I. 474. II. 225. 226. 227.—ἐν δήμῳ dicere I. 201 A. fim. 981 D.—ἐκ δήμου quid accipere I. 336 B.—προσέρχομαι εἰς δῆμον quid ſubaud. e ſeq. I. 379 E.—in concionem I. 415 C.—δήμου πρᾶξις rei civ. adminiſtratio I. 853 B.—δῆμος ὄντες milites I. 515 C. jam dimiſſi et plebs facti—τῷ δήμῳ προσήει in concionem prodire I. 565 E.—ἐν δήμῳ valere I. 630 A. fim. in concione I. 646 D.—concio I. 650 E. 651 A. 710 C. 868 E.—κατὰ δῆμον Athenis I. 1 B.—I. 85 F. 151 E. 129 B. C. 132 D. E. 133 E. 134 E. 150 A. C. 151 D. E. F. 153 C. 155 A. B. C. E. 157 E. 158 B. C. D. E. 160 F. 161 B. 162 D. 163 B. 164 E. 169 B. E. F. 170 A. C. 172 D. F.—καὶ πλῆθος I. 95 D. —παρέρχεσθαι εἰς τὸν δῆμον I. 113 C. 122 A. 332 D.—opp. ἀρίστοις I. 121 F.—τὸν δῆμον in deſcriptione hominis I. 111 E. 318 C.—τῶν δήμων I. 153 C. vid. H. Steph. 480 D. [et 111 E.] (ubi hanc lectionem repudiat Waſſ. ad Marcell. vit. Thucyd. p. 3, 6.) 480 D. 318 B. Moſc. II. 834 B. 840 A. 841 B. 844 A. Caſaub. Athen. 696 D. Laërt. II. 18. et Menag.—eſt θηρίον I. 858 B.—pars civium Plato 612 E.

δήμος adeps victimæ II. 294 C.

δημοσθενίζω I. 872 E.

δημοσιεύω neutr. ταῖς φροντίσι II. 823 C.—I. 354 E. 356 A. —Porph. Abſt. II. 36. Ariſtid. I. 83.—ον balneum I. 743 D.—ειν τὴν χρείαν δυνάμενος λόγος II. 34 C. Ariſtid. II. 109.—remp. tracto Ariſtid. II. 273. 305.

δημόσιος II. 142 C. 187 D. 194 E.—ἀγὼν II. 798 B.—

nio a paucis frequentatur I. 538 E.—χειμῶνος et ἐκ χ. *in* et *post* hiemem oppon. I. 536 C.—τῆς νυκτὸς bis, et fine articulo I. 540 A.—πάντων it fama I. 551 F. 927 C.—διὰ παντὸς it telum I. 554 B. 558 A.—πάντων quid fit in toto exercitu I. 557 D.—δι' ἡσυχίας tacite I. 561 A. δι' ἀλλήλων funt convivia I. 564 E.—ἑαυτοῦ peccare I. 567 D.—διὰ θάμβους τι ποιεῖσθαι percelli aliqua re I. 580 F.—ἀγόμενος διὰ τῶν Μακεδόνων per medium eorum ductus I. 594 A.—ἑαυτοῦ fuo nomine I. 609 A.—διὰ τῶν ὅπλων ἐπὶ τυραννίδα βαδίζειν I. 629 C.—χειρὸς duco equum I. 630 B.—ὤτων καὶ κεφαλῆς ἱμάτιον habere I. 640 C.—διὰ θριάμβου εἰσελαύνω I. 871 E.—ἐχθρῶν τινι εἶναι I. 724 A.—δι' ἄλλων ζῆν a famulis curari, non αὐτουργεῖν Teles Stob. 509.—διὰ μέλανος quid fcriptum eft, atramento I. 87 E.—ὀργῆς τινα ἔχειν I. 123 F. 134 E. 447 B. 527 D. 583 E. 587 B. 778 E. 812 E.—τῶν ὕπνων exclamare I. 126 B.—αὐτοῦ loqui, fine interprete I. 126 D. 927 E. 970 D. II. 185 E.—τάχους I. 120 B. C.—χειρὸς χρῆσθαι pilo I. 150 E.—σκωμμάτων παίζειν I. 146 C.—φόβων γενέσθαι Plato 628 C.—τινὸς ad fummos honores adfcendere I. 157 A.—δι' ἀριθμοῦ καὶ μέτρου βαδίζει ἡ οἰκονομία I. 162 B.—δι' ἀμφοτέρων τῶν χειρῶν lapidem tollere I. 169 C.—διὰ μέσου II. 431 D. τὸ δι' οὗ II. 436 E. διὰ παντὸς II. 437 C. (et διάπαντος vid. fuo loco) I. 414 E. 419 D. 445 A.—διά τινος quid memorare, e libro citare II. 1132 A.—mixtum effe, pro ἐκ II. 1136 D.—δι' αὐτοῦ venire, pedibus, non equo I. 188 A. 1016 D.—διά τινος ἰέναι, quid tractare I. 203 C. Plato 568 B.—ταχέων I. 206 B.—δι' ὀλίγου e parva diftantia I. 211 E. 438 D. 732 F.—intra breve tempus I. 912 E.—ἑαυτοῦ βαδίζειν non lectica I. 255 C.—δι' ὀργῆς ποιεῖσθαί τινα I. 277 E. 479 A.—γενέσθαι τινι I. 687 F.—αὐτοῦ quid judicare, folus I. 254 E.—Sim. 744 C. 763 A. 1028 F.—μάχης ἰέναι hofti I. 288 D.—αὐτοῦ quid facere, non per alium I. 296 D. E. 314 B. 585 A. 977 C.—διὰ τῶν νεκρῶν inter cadavera I. 212 D.—διὰ πολιτείας βαδίζειν I. 319 F. δι' ὁμαλοῦ in æquo I. 396 E.—ἑρμηνέως I. 343 B.—δι' αὐτοῦ quid facere I. 355 B. 388 E. 447 E.—vel ἑτέρου I. 931 D.—μέσου quid frangere I. 359 C.—διὰ ἐτῶν τεσσα-

990 A.—Plato 677 C. D.—λειν τινα πρός τινα II. 475 E. 807 D. I. 665 F. 817 A.—τινα f. terreo II. 563 C. I. 15 C.—quem πρὸς πάθος averſum reddere ab eo II. 727 D. 730 F. 809 F. 999 A.—τι τινι II. 1128 B.—reprehendo quid apud quem Sim. II. 18 F. 730 F.—repudio I. 16 B. 722 E.—τινα τινὶ II. 53 E. Dio Chr. 482 D. —διαβάλλεσθαι πρός τινα ἀστραγάλοις certare II. 148 D. 272 F. Sic in medio διαπίνομαι Hedyl. Athen. 486 A. —κλῆρον I. 509 E.—διαβεβλημένη τιμωρία, ignominioſa II. 672 C.—refelli II. 930 B.—reprehendi, vituperari II. 19 E. 1044 F. I. 349 B.—βεβλημένη αἴσθησις, ſenſus cujus fides labefactata eſt II. 1124 B.—πρός τινα odio I. 132 D. (Ariſtot. Rhet. III. p. 462. ap. Victor.) I. 362 E. 546 C. —act. τινα εἴς τι I. 160 D. II. 89 E.—calumnior I. 197 D. II. 999 A.—paſſ. πρός τι, occupari odio adverſus quid I. 219 D. Sim. Diog. L. VII. 165.—ει με ſuſpicio apud alios I. 246 E.—τί τινα I. 294 D. 410 B. 466 E. —ω mare I. 468 D. 731 F.—σθαι πρὸς γυναῖκας, male audire de adulterio I. 521 E.—πρός τινα in calumniam apud quem incidere I. 692 C. 1051 A. 132 D. 362 E. 546 C.—ω τινα πρός τινα I. 750 A. 1033 D.

διαβασανίζω Plato 692 D. 693 H.

διάβασις II. 968 E. I. 383 F. 393 A. 418 D. 469 A. 486 A. 507 E. 540 A. 572 F. 637 E. 672 D. E. 930 B. 975 D. 1071 C.

διαβαστάζω τι tollo ad explorandum pondus I. 857 C.—Simpl. βαστάζω Aſclep. Myrlean. ap. Athen. 493 D.

διαβατήριος—ρια θύειν I. 507 F.

διάβατος—fluvius et λόγος Plato 667 E.

διάβατρον calceus Ariſtid. I. 276.

διαβεβαιόομαι II. 731 A. I. 119 B. 182 C. 299 E. 304 A. 496 E.

διαβεβυσμένος II. 676 E.

διαβήτης II. 802 E.

διαβιβάζω τὸ μέλος Muſ. II. 1134 F. 1137 C.—I. 290 B. 554 E. 746 F. 741 A. 939 A. 1000 E.—fluvium I. 507 E. 513 C. Metaph. Plato 670 F. Ariſtid. II. 371. —ſententiam ad aliam rem II. 34 B.

F. 1143 D. I. 549 D. conftituo 907 E.—τὰ διεγνωσμένα decreta Ariftid. I. 398.

διαγκωνισμὸς II. 644 A. Mufgr. Eur. Or. 904.

διάγνωσις II. 990 A. I. 223 E. 457 E. Plato 684 E.

διαγνωστικὸς II. 1143 C. D.

διάγραμμα βασιλικὸν II. 977 D.—mandatum I. 312 D. 516 D. 635 A. 644 D. 1060 D.—fig. math. v. n. ad II. 133 A.—vatis I. 430 D.—ὡς ἐπὶ διαγράμματός τι φυλάττειν I. 430 D.—tribuni pl. I. 829 B. 840 A. 876 F. 877 A.—διαγράμματος ἀφ' ἑνὸς II. 55 D. vid. Cafaub. ad Athen. XI. 617 I. 852 A.

διαγραφὴ figura I. 358 B.

διαγράφω—delere fcriptum II. 345 D. v. n. ad 360 A.—pecuniam Vales. Ex. Polyb. p. 187.—τι εἴς τι II. 377 D. 757 B.—II. 630 B. 430 B.—figur. mathem. II. 786 C. I. 31 F.—legem perfero I. 407 E.—explico I. 539 B.—edictum do I. 635 D.—perfcribere I. 672 B. bis. Diog. Laërt. II. 137 et Menag.—defigno I. 680 F. Plato 624 C.—abrogo I. 842 C.—vel expungo vel muto Porphyr. P. E. Eufeb. IV. 143 D.—deleo Ariftid. I. 176 II. 63. 205. 292. 326. 368. 370. Æn. Gaz. p. 29.

διαγριαίνεσθαι II. 27 D. 144 D. 465 C. I. 993 D.—act. II. 101 A. 167 C. 610 C. I. 955 A. 1060 D.

διαγρυπνέω I. 772 A.

διάγω II. 69 C. 107 F. 118 B. 128 B. 132 F. 178 C. 835 E. 989 C. I. 641 B. 647 B. 897 E. 949 D. 950 C. 985 C.—adhuc vivo I. 864 E.—tracto, fcribo, difputo n. ad II. 121 D.—elephantus probofcidem II. 968 D.—lineam ducere per figuram II. 1018 A. I. 307 E.—fyringem oppon. τῷ συνάγω II. 1096 B.—tempus I. 240 C. 474 C. 914 F.—διῆκτο I. 685 E.—quem ad tribunal prætoris I. 865 C.—librum, alii συνάγω II. 121 D.

διαγωγὴ ftatus II. 115 E. 121 D. 158 C.—delectatio v. n. ad II. 126 B.—vitæ actio v. n. ad II. 158 D.

διαγωνίζομαι paff. I. 915 D. 844 D. 878 D. 913 A. 944 E.—repugno I. 884 D.—pro fimpl. ἀγωνιζ. Clearch. Athen. 670 B.—II. 561 A. diftinguitur a fimpl. ἀγωνιζ.—I. 120 D. 149 C. 166 C. 304 A. C. 312 D. 314

593 B.—αι teftamentum I. 626 D. 740 B. 922 E. 942 F. 993 A. B.—I. 830 F.—αις ἐν cui quid addere I. 883 D.

διαθολόω II. 978 B. (Olear. Philoftr. p. 10.) I. 593 E.

διαθορυβέω I. 1061 B.

διαθροέω I. 246 A.

διαθρυλέω II. 675 A. I. 488 B.—ηται τινι ἡ χθὼν Dio Chr. XXXIII. 400 D.

διαθρύπτω—aures adulatione I. 961 B. Nicoftr. Stob. 426 —Plato 679 A.—διατεθρυμμένος II. 711 C. I. 627 E. 981 C. 1064 C.—I. 458 C.—murum I. 976 B.

δίαιθρος I. 455 F.

δίαιμος—ον ἀναπτύω I. 1051 C.

διαίνω II. 699 D. 725 C. repone 939 E.

διαίρεσις II. 427 C. 720 A. 744 E. 967 E. 1025 E. 1081 F. 1114 A. I. 71 E. 76 A.—καὶ διάκρισις II. 23 A.—Muf. II. 1135 A. 1142 D. 1145 C.

διαιρετικὸς II. 429 D. E. 695 B. 878 A. 952 B. 1026 D.

διαιρετικῶς II. 802 F.

διαιρέω aperio II. 173 B.—ignis corpora II. 687 A.—Simpl. II. 720 A. 744 D. 983 B. I. 71 D. 166 F.—perfcribo Ariftid. diftribuo genus in fpeciem II. 98 A.—τι σιδηρίῳ II. 459 A—εῖται a navi aqua II. 641 E.—έω τροφὴν II. 662 F. 689 D.—σφάττω καὶ διαιρέω orationem II. 704 A.—diftribuo II. 226 A. D.—διελέσθαι τι partiri inter fe invicem II. 106 B.—ρημένης μιᾶς ψυχῆς ἐν πλείοσι σώμασι II. 96 E.—έω φῦμα II. 89 C.—μαι partem prædæ. An mihi fumo? I. 1048 D. quid in δόσεις, medicinæ I. 1033 A.—carnem in menfa I. 1020 F.—ἡγεμόνας aciei I. 978 A.—διελέσθαι explicare II. 874 D. 1128 D.—activ. explico II. 970 E.—τι κατὰ γένος II. 989 B.—II. 1082 A. 1083 E. 429 C. I. 418 D.—Muf. 1142 D. 1143 D. —fe ipfos dividunt milites I. 282 A. 283 C. 414 B.—διαιρεῖ dux τὰς ἡγεμονίας inter præfectos I. 263 E.—judico I. 490 C. ita f. leg. pro διερεῖν 824 C.—exercitum I. 555 E. F.—διελὼν τὰ πελάγη ducibus Pompeius I. 632 E. —εῖσθαι τι inter fe dividere I. 744 E.—έω τι πρὸς πόδα I. 855 A.—διελὼν I. 928 E. 934 B. II. 73 A.—εῖσθαι po-

379 E. 365 A. 385 A. 390 E. 407 B. 408 E. 412 E. 424 F. 480 C. 530 C. 540 D. 542 B. 543 B. 574 B. C. 614 D. 589 B. E. 591 C. 596 C. 748 B. 750 F. —ταν ποιεῖσθαι II. 956 B.—ᾳ χρῆσθαι II. 956 B.—commoratio II. 954 B. I. 492 F.—abstinentia II. 974 C.—ἀδρανὴς II. 987 E.—καθαρὸν αὐτῆς II. 994 D.—ἀνεπίμικτος I. 19 B.—καὶ διατριβὴ ἐλευθέριος I. 20 E. Sim. 953 B.—conclave I. 105 B. 380 D.—δίαιταν διοικεῖν I. 162 A.—ταν ἔχω dego I. 407 B. 899 B.—θρασεῖα II. 90 C.—καὶ βίος ἄλυπος II. 100 D.—αν τρέφεσθαι est θεραπεύειν ἑαυτὸν II. 159 F.—καὶ ξενία II. 162 C. f. commoratio.—τας παντοίας habet Asia Aristid. I. 519. 522.

διαιτάω medicus morbum II. 157 C. 678 A. I. 350 D.—ζημίαν II. 221 F. Toup. Long. p. 249.—litem II. 742 A. I. 134 D. 352 B. 382 F. 455 A. 625 A. 639 F. 800 E. 854 F. 980 E. Plato 617 G.—διαιτάομαι II. 180 E. 602 E. 800 F. 811 F. I. 45 B. 125 A. 213 B. D. 386 C. 423 B. 438 C. 452 A. 497 A. 634 F. 924 E. 966 B. 980 E. 981 A. 994 F. 1067 A. 750 A.—δίαιταν I. 171 B. 799 A.—in disputatione Casaub. Strabon. p. 996.—διαιτᾷ μοι τὴν τύχην ὁ πόλεμος I. 230 F.—άω παρά τινος II. 221 F.

διαίτημα II. 123 C.

διαίτησις II. 693 D. in panificio?

διαιτητὴς et κριτὴς opponuntur II. 616 F.—idem fere ac κριτὴς II. 668 C.—ut vulg. II. 750 A. I. 421 C. 612 E. II. 218 D. Plato 678 C. 680 E. F. 692 A.

διακαὴς II. 934 A. 935 A. 940 B.

διακαθαίρω—ει usus scientiam II. 788 B.—II. 76 B.—λόγον Aristid. II. 77.

διακαθέζεσθαι ordine sedere f. II. 412 F. διακαθῆσθαι I. 885 C.

διακαίεσθαι II. 454 E. 457 A. 476 F. 516 C. 735 B. 1069 C.—ω τινα II. 500 A. 759 B. 1126 D. I. 3 E. 546 B. 853 B. 854 B.—simpl. II. 665 B.—pass. σύρφετος II. 824 F.—act. στάσιν II. 824 F. Sim. I. 454 B.—διακεκαυμένος II. 896 B. 1059 C.

διακαλύπτω II. 764 A. I. 673 F.

διακονέω—ἡ διακονοῦσα ancilla II. 628 C. 677 F. 63 D.—publice Plato 691 E. F.

διακονία II. 677 E. 50 B. 62 D. 64 E. 174 D. I. 332 A. 357 A. Plato 677 G.—Ariſtid. I. 82. Grammat. ſchola explicare antiquos.

διακονικὸς—ἡ λειτουργία II. 794 A.

διακονέω—σθαι II. 970 F.

διάκονος II. 63 B. Plato 644 A. populi ars turpis Ariſtid. II. 152 ſeq. 187. 193. 223. deo Ariſtid. II. 199.

διακοπὴ I. 416 F. 993 C.

διακόπτω II. 699 D. 712 C.—impedimenta II. 530 E. 1045 B. 77 A.—vim vini II. 656 B.—II. 743 C. 954 C.—hoſtes I. 286 D. 387 A. 636 D. 655 F. 657 A. 922 B. 1007 C. 914 E. 729 C. 819 A. 879 E. 977 C. I. 105 F. 150 D. 301 C. bellum 374 C. II. 513 F.—et impedio I. 319 F.—diſcindo I. 403 D.—μαι vulneribus I. 587 D.—ω divido I. 627 E. vinum vas I. 707 A.—I. 718 A.—colloquium duorum I. 772 C.

διακορὴς II. 972 F. 974 C.—I. 48 F. II. 228 A. not. M. S. ad Julian. 65 D. Ruhnken. ad Tim. in v.

διάκορος II. 995 F.

διακόσια II. 1018 B. 113 E.—οι II. 194 B. 199 C.

διακοσμέω rempublicam II. 779 D. 1126 A. C. I. 383 D.—deus II. 946 E. 1027 A. 1030 C. 1014 A. 1016 D. 436 A. Plato 664 E. 696 E.—doctrina opinionem II. 1013 C.—I. 62 D. 96 E. II. 148 B.—aciem I. 217 E. 371 E. 622 C. 733 A. 927 E. 1044 E.—chorum I. 640 B.—σθαι τὸ ἦθος εἰς ἀρετὴν I. 962 A.

διακόσμησις εἰς ἦθος II. 563 E.—I. 77 E. 154 B. 592 B. Dio Chr. 445 C. 446 B.

διάκοσμος liber Parmenidis II. 1114 B. Caſaub. Strab. 907. Salmaſ. Epict. 168.—liber Democriti de quo Theophr. Diog. L. V. 43.—aciei I. 249 C. 343 F.

διακούω τινος II. 791 A. 419 A. 680 F. 701 D. 702 E. 869 F. 995 E. 179 D. I. 112 C. 126 F. 154 A.—philoſophum I. 862 C. 965 C.—audiendo exploro I. 860 E.

διακρατέω I. 571 E. Porphyr. Abſt. I. 49.

II. 712 D.—διαλιπὼν paucos dies II. 772 B. I. 81 B. cum genitivo Herodian. VIII. 8, 22.—dicendo hæsitare I. 196 A.—sc. tempus I. 237 F. 341 B. 463 A. 472 B. 578 E. 779 C. 792 E. 953 D. 1040 A. II. 39 C.

διαλείφω quid e pictura I. 1033 A.

διαλεκτικὴ II. 122 D. 133 C.

διαλεκτικὸς τὰς ὀφρῦς ἀνασπῶν II. 657 C.—τερον quid tractare II. 668 D.—et λογικὸς promiscue II. 874 E.—Simpl. II. 969 A. 1119 D. I. 881 B. II. 43 A. 78 E. 176 C.

διάλεκτος locus scriptoris, ipsa ejus verba II. 1043 C. 1016 A.—phrasis, dictio opponitur nomini proprio II. 357 E.—nom. propr. I. 683 A.—stilus, ratio loquendi ut Plato Symp. II. 408 E. 1010 E. 1011 C. 1119 F. 405 D. 523 F. Œnom. Euseb. P. E. 328 C.—allocutio II. 680 E.—Lingua v. c. Latina I. 67 A. 69 B. 275 B. 371 F. 561 E. 569 B. 846 E. 862 F. 881 B. 927 F. II. 185 E. Aristid. I. 62.—Mus. II. 1138 B. 1144 D.—sententia oratoris I. 232 B.

διάλεξις v. n. ad II. 41 D. adde Vales. Euseb. p. 98.

διάλευκος I. 694 B.

διάλιθος ita leg. I. 273 A. 496 A. 515 C. 517 D. 518 E. II. 201 C.

διαλιπαίνω oculos lachrymis Epic. II. 1101 A. Euripidi vult inferre Musgr. Hec. 454.

διαλλαγὴ—αὶ I. 227 F. 551 C. 643 F. 651 A. 904 F. 924 B. 929 D. 964 D. II. 29 C. 219 E.

διαλλακτὴς II. 763 D. 823 B. 825 D. I. 83 C. 85 D. 291 F. 392 F. 639 F. 1033 B. Aristid. I. 204. 472. 384. 484.

διάλλαξις Empedocl. II. 885 D. 1111 F.

διαλλάττω differo I. 888 E.—muto I. 854 E.—μαι τινι II. 814 D. I. 311 F. 630 D. 1009 B. 1022 F.—I. 25 F. 97 C. 114 F. 125 F. 126 F. 151 F. 168 C. 216 C. 235 C. 291 E. 331 C. 375 F. 437 B. 445 C. 467 D. 475 B. 486 B. 490 A. 611 D.—vestem I. 888 A. 870 A.—μαι I. 466 D. 455 A. 550 E. 564 D. 620 D. 652 F. 776 E. 905 B. II. 55 C.—ω quem cui I. 584 D. 585

—φάρμακον vim ejus reftinguere II. 509 E.—εσθαι πρός τινα folvere debitum II. 339 B. 585 D.—ω συνουσίαν II. 594 B. I. 100 B.—φιλίαν II. 712 F. Dio Chryf. Or. III. 56 B.—τὰ πράγματα lites dirimere II. 815 A.—σθαι εἰς τι II. 831 A.—factum narratione II. 861 A.—ται corpus II. 978 B.—fallaciam rei detego II. 1036 A.—εται σχολὴ fchola II. 1086 C.—anima perit II. 1108 C.—II. 1113 A. I. 95 A. 312 D. 313 A.—et καταλύω I. 111 D. —ται exercitus κατὰ πόλεις in patrias I. 118 B. 164 D. 469 B.—legem I. 172 E.—de inanimatis II 400 C.—urbs perit I. 184 C.—Plato 687 E. F.—σθαι ἀπό τινος I. 369 F.—μαι πρός τινα I. 388 C. 460 B. 936 A. Jambl. V.P. 263.—μαι e pugna I. 397 B.—pacem facio I. 436 D. 601 B.—ται debitum I. 504 E.—urbs Tigranocerta, incolis in veteres fedes dimiffis I. 511 F.—ω concionem I. 527 F. 529 F. 758 C. 829 E. 831 C.—τάξιν aciei I. 558 A.—θέντες στρατηγοὶ abeunt, conjunctim agentes feparare fe et abire coguntur I. 579 C.—ω litem I. 611 E. II. 143 E.—problema II. 146 E. 152 F. 154 B.—fc. exercitum I. 627 D. turbas I. 629 B.—ω milites I. 632 F.—ται κατὰ πόλιν exercitus I. 642 A.—exercitum I. 653 E. 1037 B.—ω χρέος I. 703 F.—ται ἀπειλὴ I. 771 D.—σθαι difcedere I. 788 D. Dio Chr. XXXII. 374 B.—ω θόρυβον f. διακωλύω I. 791 C.—convivium I. 792 D. II. 164 D.—ω debita I. 801 A. Dio Chr. XI. 183 D.—μαι fubint. τινι, cum quo in gratiam redeo I. 878 A.—abeo invicem I. 884 D.—ω litigantes I. 929 D.—ται nix I. 997 E.—abit conciliatus I. 1000 B.—fenatus, finitur I. 992 E.—θέντες fugiunt I. 1026 C.—μαι exercitum I. 1043 D. f. fubaud. debitum pro alio II. 63 C.—ω τὸν ἄλυν II. 78 A.—σθαι τὰς κοινολογίας II. 80 B.—ει medicina II. 134 E.—μαι τὴν πρός τινα φιλίαν, rumpo II. 151 F.—pereo, item διάλυσις, mox καταλύομαι II. 158 C.—ω τὸ συμβεβηκὸς, fano, corrigo adverfæ fortunæ cafum II. 168 C.—ω fimpl. diffolvo II. 174 F.—μαι πρός τινα II. 194 C. 218 D. 223 F. coeo in pacem—μαι paff. difcordia II. 274 F.—σασθαι τὸν πόλεμον II. 209 C.—διαλελυ-

particip. Dio Chr. 503 C. 510 D.—διανόημα Plato 671 G.—paſſ. Plato 697 E.

διανόημα II. 40 C. 41 D. 786 E. I. 743 E. et ἔννοια Jambl. V. P. 185.—αἰσχρὸν opponitur καλῇ ψυχῇ Plato 639 A. fere ut διάνοια. Iſocr. ad Demonic. init.—διανοέομαι Plato 671 G.—καὶ βλέπω ἐπὶ μικρὸν Plato 679 B.—μα id. 703 E.

διανόησις differt ab ἔννοια ſec. Stoicos II. 961 C.—Plato 665 F.

διανοητικὸς II. 1004 D.

διάνοια II. 133 A. 134 A. 136 C. 1025 D. 1026 A. I. 238 B. F. 276 A. 427 B. 744 A.—I. 51 F. 508 B. 520 E. 557 E. 989 C. II. 683 A. 1146 F. 713 A.—καὶ γνώμη I. 629 A.—Muſ. II. 1143 F.—eſt ἡγεμονικὸν animæ Stoicis II. 441 C.—Plat. II. 1001 C. 1002 A.—αν παρέχειν τινι II. 588 D.—ſenſus verborum II. 713 A. B. 1015 F. 1029 A. I. 51 E. 52 E. 55 B.—differt ab αἰσθήσει II. 715 C. 718 D. E. I. 361 B. 1001 A. B.—II. 780 F.—καὶ λογισμὸς II. 960 A. C.—ἔχειν ſententiam II. 1014 A. —bis, conſilium et animus I. 64 F.—αν ἐπὶ τοῖς καλοῖς κινεῖν I. 162 C.—modo νοῦς I. 152 E.—conſilium, finis I. 650 D.—f. ἀδημονία I. 914 F.—propoſitum I. 805 B. II. 26 A. 172 D.—καὶ ὀξύτης I. 813 A.—τὴν ὑγιαίνω II. 894 E.—καὶ φρόνημα I. 897 F.—ejus partes γνώμη et ἐλπὶς I. 902 A.—καὶ φωνὴ I. 970 B.—et σῶμα oppon. I. 1049 B.—ſententia dicti II. 36 A. 151 B.—animus II. 39 E. 40 B. 42 C. 43 D. 47 E.—ἐν τῇ δ. τι ἔχειν II. 116 E. —πρὸ διανοίας τι λαβεῖν II. 118 B.—animus Hierocl. Stob. 481.—οίας ἀπολαύειν quorumdam Dio Chryſ. XXXIV. 413 C.—prudentia Dio Chryſ. LXV. 607 D.—mox νοῦς dicitur ib. LXXV. 647 D.—appoſitio, κεκολασμένος αὐτὸς ὑφ' αὐτὸν καὶ τῆς αὐτοῦ διανοίας Dio Chryſ. 657 C. γιναμ. ταῖς διανοίαις ἐν τῷ τοτε χρόνῳ Plato 587 B.—διανοίας μεγάλης τοῦτό ἐστι Plato 674 E.—νόσος καὶ σώματος πήρωσις Plato 680 D.—τὴν διάνοιαν ἐπὶ μείζοσι γάμοις ἐπέχειν Plato 680 E. —ας βουλήσεις dei oppon. ἀνάγκαις naturæ Plato 696 D.—hominis cogitatio id. 702 C.

διανοίγω I. 241 E.

διαπράττεσθαι mulierem, cum ea concumbere II. 404 A. conf. notata mea ad Platon. Symp. 318 F.—τινὶ τι, alicui quid apud alium efficere II. 577 D. 760 A. I. 873 A.—cum inf. II. 807 F. 1097 C. I. 197 F. 342 C. 385 B. 445 A. 607 B. 632 D.—fimpl. II. 816 C. 1118 C. I. 122 D. 163 E.—διαπέπρακται Lat. *actum eſt* I. 176 F. —ται urbs evertitur v. n. ad II. 183 E.—σθαι bellum I. 549 D.—ἔργα I. 622 E.—med. quid a quo impetro I. 671 C. 138 C.?—ται τι perit I. 721 A. II. 183 E.—μαι cum inf. I. 899 E. II. 212 D.—ται quid finitur I. 732 E. —σθαι ἔχθραν ἀντὶ φιλίας II. 149 B.—διαπεπραγμένου ἱερείου ut dictum Antipatri de Demade citat. Phocion. init. Synef. p. 272 B. Th. M. V. p. 219. Plut. II. 525 C. 183 E. I. 741 F.

διαπρεπὴς I. 361 A. 486 E. 501 D. 672 F. 740 E. 763 A. 919 C.

διαπρέπω II. 302 A. 771 E.—I. 389 C.

διαπρεπῶς II. 214 D. 873 C. I. 273 E. 353 D. 461 F. 541 D. 720 D. 963 B. 1003 A. 1007 B. 1024 B.

διαπρεσβεύομαι I. 580 C. Xenoph. Hift. Gr. III. 2, 17. Ariſtid. I. 190.

διαπρίω II. 977 C.

διαπτοεῖσθαι II. 247 D. 564 B. I. 371 D. 712 B. 870 D. —έω quem I. 807 A.

διαπτόησις Plato 626 D.

διαπτύσσειν τι ὑπ' αὐγὰς II. 623 C.—Jambl. V. P. 105.

διαπτύω τι nauſeo II. 101 C. Ariſtocl. Euſeb. P. E. XV. 791 D.—et rideo Dio Chryſ. 477 A. 479 B.—ſperno Fragm. Comm. Heſiod. X. 3.—pro διαπτύσσω Philo Jud. 1125 D.—vid. Mang.

διάπτωμα II. 1047 C.D.

διάπτωσις II. 800 A. 1125 C.

διαπυνθάνομαι II. 28 B. 58 D. 149 E. 189 D. 708 C. 722 E. 419 D. 1141 D. I. 374 F. 448 C. 542 D. 766 B. 805 F. 846 D.

διάπυρος I. 388 A.—odium I. 1028 B. Sim. II. 82 A.—fax I. 740 C.—homo igneus, prodigium I. 737 D.—carnifex apud inferos II. 828 F.—ον metallum I. 496 F.—

—luxu I. 603 D.—διεῤῥυηκὼς ὑπὸ πλούτου καὶ μαλακίας II. 32 F.—animus inexercitatus II. 90 C.—metu Dio Chr. 610 B.

διαῤῥήγνυμι II. 995 B. I. 81 A.—invidia Gatak. M. A. 239. —f. clamando Dio Chr. 605 A.—διεῤῥωγὼς χιτὼν II. 82 B.—ται κεκραγὼς Dio Chr. XXXI. 344 B.—σθαι invidia Dio Chryſ. 505 A. Ariſtid. I. 489.

διαῤῥήδην II. 552 A. 1062 C. 1075 B. 965 D. I. 1018 E. Plato 654 G. 661 A.C. 662 A. 669 G. 683 D. 691 A. Ariſtid. I. 144. 307. 356. 532. 536. II. 12. 18. 39. 110. 131. 161. 263. 359.

διάῤῥησις Plato 683 D.

διαῤῥιπτέω I. 726 E.

διαῤῥίπτω II. 722 B. I. 128 C.—pro διαιρέω II. 1141 C. I. 360 B.—pro ἀποῤῥίπτω I. 267 E.—literas I. 588 B. 645 E.—ſacrificium I. 599 B.—τινι τι I. 751 B.—διεῤῥιμμένα Plato 654 F.

διάῤῥιψις I. 448 B.

διαῤῥοὴ plur. meatus II. 699 A.

διάῤῥοια κοιλίας I. 423 C.—I. 691 A. II. 125 F. 128 F.

διαρτάω disjungo I. 248 D.

διασαίρω—διασεσηρὼς I. 412 D.

διασαφέω II. 677 A. 764 A. 1013 B. 1023 E. 1024 B. I. 537 E. 555 A. Hierocl. Stob. 462. Plato 614 D. 676 G.

διασείω illudo II. 580 D. 704 D. Victor. Ariſtot. Rhet. p. 612.—excito II. 663 D. 1059 A.—caput II. 435 C. —II. 1099 C. I. 306 E. 498 B. 832 C. Ariſtid. I. 380. —remp. I. 865 E. Sim. Galen. T. II. 17 E.

διασημαίνω II. 980 E. I. 146 F. 174 D. 631 C. 892 C. 833 A. 854 E. 998 C.—ore I. 1037 C.

διάσημος I. 981 F. 832 C. II. 1 C.

διασιωπάω I. 602 B. 816 C. II. 209 D.

διασκαλεύω dentes II. 980 E.

διασκάλλω II. 981 B.

διασκάπτω I. 405 A. 572 D. 735 B. 815 F.—οἶκον pro τοιχωρυχεῖν II. 213 D.

διασκεδάννυμι minas alicujus II. 815 D. I. 169 F. 343 F.

—amicitiam Plato 660 G.—σθαι quem Ariſtid. II. 139. —ταῖς φυλακαῖς id. I. 537.

διασπείρω II. 681 A. 689 E. 695 D. 720 D. 740 D. I. 59 D. 6 A.—I. 101 E. 144 B. 172 A. 228 C. II. 99 C.—ignem e longinquo in domos I. 977 E.—σθαι fuga I. 859 B.—ἐκ διεσπαρμένων colligit hiſtoriam Plutarchus I. 846 D. —ται phalanx I. 585 D. calor e corpore I. 995 E.—ται ventus I. 572 A.—ονται milites I. 462 B. 590 E. 816 F. —ονται capti, ſc. divenditi I. 376 F.—διεσπαρμένοι diſtributi II. 772 B. Plato 630 E.—famam I. 862 C.—ει nix auras II. 938 D. 939 E.—tela II. 978 C.—II. 1088 A. 395 F.—paſſ. λόγοι II. 431 D.—act. II. 398 F. 399 A. I. 448 B. 627 E.—fluvius in ſtagna diviſus I. 286 B.

διαστασιάζω I. 32 D. 148 B. 322 D. 377 C. 987 A.

διάστασις Harm. idem ac διάστημα II. 1020 A. B. 1022 B. 1027 C. 1077 E. 1081 A.—diſſidium I. 221 C. rectius dictum quam στάσις Plato 611 F.—conjugii I. 257 B. 474 C. 881 B.—diſcrimen, dijudicatio II. 1035 D.—labiorum in enunciando II. 738 B.—ſegregatio II. 885 D. 427 C. 428 C. 430 D. 429 D. I. 232 B.—diſtantia II. 925 A. 428 C.

διαστατικὸς II. 952 B. I. 647 D.

διαστατὸς II. 1023 B.—τριχῆ Porphyr. Abſt. II. 37.

διαστέλλειν velum diducere II. 471 A.—II. 920 D. 950 B. 182 D. I. 17 B. 951 C.—εἴσω lumen ſolis II. 517 B. Sim. I. 1036 F.—καὶ φράζειν, f. διαγγέλλειν II. 735 B.

διάστημα Math. II. 367 F. 389 E. 1014 E.—744 C. muſic. 1020 E.—aſtron. II. 411 A. 603 E. 936 A.— · · · τι καὶ κέντρῳ περιγράφειν II. 513 C. vid. περιγράφω. 776 F. 822 C. —Simpl. II. 655 D. 721 B. D. 1003 D. 1098 D.—ἐκ διαστήματος II. 681 C.—in ſaltatione II. 747 C.—διακόπτειν II. 879 E. ſim. 77 A.—temporis II. 884 B. 1007 B.—arithm. II. 1017 D. 1027 B. D.—Muſ. et arithm. II. 1017 E. 1018 E. 1019 A. 1020 A. B. E. 1021 D. E. F. 1022 A. B. C. 1024 A. 1027 B. 1028 D. 430 A.—II. 1082 E. F. 306 F.—Muſ. II. 1138 D. 1139 A. C. 1142 E. 1145 A. B. C. D.—loci I. 463 E. 592 F. 1030 C.—aciei I. 733 E.

76 A. 78 C. 253 B. 333 E. 516 F. 520 B. 639 B. 643 D. 644 D. 645 A. 774 C. 840 D.—mundi II. 119 E.—f. reſtit. Jambl. V. P. 217. conf. 216.

διαταράσσω II. 683 A. 1104 D. I. 32 D. 343 F.—Paſſ. in demonſtrando II. 630 A.—σσω quem, aliquis me viſo perturbatur II. 594 F. I. 373 F.—II. 17 D. 28 C. 82 F. 699 D. 1123 E. I. 15 C. 84 A. 150 F. 365 B. 372 F. 393 B. 404 E. 444 D. 581 F. 620 C. 736 A.—hoſtem I. 557 A.—μαι ſc. animo II. 161 A.

διάτασις v. n. ad II. 127 D. adde I. 223 F. Ariſtot. Polit. VII. 17. p. 900. ed. Heinſ.

διατάττω II. 993 C. 1124 D. 1129 A.—aciem II. 797 B.—I. 160 B. an muto? 360 E. II. 111 D. 207 D. 238 E. Dio Chr. 470 B.

διαταφρεύω I. 652 D.

διατείνω mathem. II. 63 B.—διατεινάμενος τοῦτο εἴποιμι II. 2 C. Ariſtocl. Euſeb. P. E. XI. 511 C.—διατείνειν εἴς τι, pertinet, refertur II. 103? 1038 A. 1041 C. 1050 C. 1056 D. 1068 E. 1078 E. 1142 F. 1143 D. II. 54 D: Jambl. V. P. 101. 200.—faciem II. 456 C.—ει ira in ἔργα I. 378 C.—μέχρι τούτου II. 642 E. 694 B. Weſſel. Diod. Sic. I. 318.—διατείνοντα quid audire II. 711 D.—διατεταμένος coloſſus II. 779 F.—ει quid διὰ γένους εἰς φύσιν II. 820 A.—ει quid ἀπό τινος εἴς τι II. 903 B.—Med. affirmo II. 1042 A. Sim. Weſſel. Diod. Sic. I. 563. Upton. Epict. p. 237. I. 305 E. Ariſtocl. Euſeb. 511 C.—I. 725 C. 750 B. II. 2 B. Œnom. Euſeb. P. E. 227 D. 257 B. Dio Chryſ. XII. 205 C. XIII. 222 D. XVII. 247 D. XXXI. 319 A. XXXII. 384 D.—ὑπερδιατ. L. 542 D. Ariſtid. I. 434.—voce I. 249 D.—γένος, permanet gens in tempus, I. 316 D.? 345 A.—διατεταμένη φοινικὶς ὑπὲρ σαρίσσης, ita leg. pro διατεταγμένη I. 358 E.—μαι λόγχην I. 471 A.—ει ἡ χάρις πρός τι I. 479 E.—duro I. 735 E.

διατείχισμα II. 871 F. I. 138 F. 140 D. 141 F. 343 C. 344 A. 971 C. 979 B.

διατελέω v. n. ad II. 13 A.

διατέμνω quem, ſc. articulatim vel medium Dio Chr. XXI. 271 B. Caſ.

transfero I. 880 D. 901 E.—ται quid in pompa I. 1002 A.—movetur I. 1004 A.—agitari motu I. 1065 A. II. 97 F.—ται ναῦς II. 419 B. 563 F.—quid καθ' ἕκαστον in convivio II. 615 B.—in comœdia II. 712 B.—quid per fluvium II. 725 C.—διαφοράν τινι II. 832 A. C.—in mixtura II. 1078 B.

διαφεύγω—τὸν ὄχλον II. 590 B.—II. 153 A. 162 A. 186 D. —de inanim. II. 655 E. 675 C. 680 C. 699 B. 1030 C. —γει τι τι, res Ariſtid. I. 116.—γον ῥῆμα et ὄνομα διώκειν II. 80 D.—refugio quid I. 998 F.—ει ἡμᾶς ὁ λόγος II. 690 F. Plato 667 D.—ſimpl. II. 397 C. 723 A. 743 B. 1072 C. 1077 A. 1084 B. 1092 A. 1118 F. 1122 D. I. 133 C. 145 E. 147 B. 550 B. 559 D. bis.—crimen II. 816 B. Plato 688 F.—τι memoriam II. 935 A. 961 A.—differt a φεύγω II. 1098 E.—Sol nubila II. 431 F. —me quid, fugit, latet II. 41 C. 407 E. 523 F. Plato 695 G.—me verbum, quod quærenti non venit in mentem I. 196 C. II. 80 D.—ουσί με αἱ πράξεις I. 239 A.— διαφεύγω τὸν καιρὸν negligo tempus I. 282 A. Sim. Plato 663 C.—Simpl. I. 578 C. 685 A. 789 F. II. 16 C. 28 D. 61 E. 79 C. 131 C.—ει τι latet I. 586 B. 846 D.—γω τι I. 620 A. 734 B. 882 D.—ει τι meum λογισμὸν I. 854 B.—διαπεφευγὼς leg.—φυκὼς I. 867 C.—ω φεύγων I. 945 F.

διάφευξις II. 977 E.

διαφθάνω I. 891 E.

διαφθείρω tollo phil. II. 1084 A.—II. 60 A. 66 D. 110 D. 126 B. F. 133 B. 134 E. 183 B. 217 D. 239 E.—urbem diruo II. 1126 F.—occido II. 188 C. 195 D.—ſtupro II. 175 D. 825 C. 856 E. I. 184 F. 213 D. 515 A. 770 D. 962 F. 1057 F. 1061 D. διαφθείρω an poſſit notare *concoquo cibum* II. 128 D.—ſeduco quem I. 98 A. D.—ομαι οὕτως, eo amentiæ procedo II. 487 F.—διεφθορὸς ἦθος II. 767 B.—ὼς II. 791 D. 935 A. 402 E. I. 276 E. paſſiv. laxat Lucian. III. 557.—amitto II. 968 A.—paſſ. pereo aqua II. 985 A.—I. 126 C. II. 67 F. 68 C.— act. et paſſ. I. 136 A. διεφθορότων λόγων κακοὶ ζῆλοι Dio Chryſ. 30 A.—ſpeciem, formam I. 126 C. II. 185 E.

διαφοιτάω II. 1108 D. I. 179 B. 456 F. 535 B.—rumor I. 724 F. Dio Chr. 419 B. Ariftid. I. 310.

διαφορὰ differentia II. 51 D. 75 B. 83 E. 163 D. 719 B. 1123 E.—diffidium I. 129 B. II. 20 E. 43 D. 67 B. C. 70 B. 72 E. 87 C. 91 C. 95 F. 138 D. E. 143 D. E. 149 D. 201 E. 204 C.—fignificationis diftinctio Porph. Abft. III. 3. 4. 15.—διαφοραὶ κόσμου, diverfæ partes II. 422 F. 423 A. conf. F. 424 C. E.—genere et διαφορᾷ varii II. 667 E. 719 E.—διαφορὰ fpecies II. 744 D.—f. pro ἀδοξία I. 79 D.—aliquem de vini διαφορᾷ interrogare, i. e. quod vinum libentius bibat II. 708 C.—cupiditatis 731 C.—fenfus differentiæ II. 961 B. fimil. II. 424 D. E. —mutatio venti II. 972 A.—Phil. II. 1014 D. 1015 C. F. 1024 D. E. 1025 A. E. F. 1026 A. C. 1027 A. 1030 A. 1073 F. 1076 C. 1084 A. 1110 C. 422 F. 423 A. E. 424 C. 430 B.—differentia τινὸς πρός τι II. 1075 C. 1114 E. 163 D.—II. 29 B. C. D. 30 A. B. 42 B. 52 A. 53 B. 54 D. 62 B. D. 63 C. 109 F. 110 A. 136 E. 1116 B. C. D. 1121 D.—turbatio II. 1114 C.

διαφορέω—εῖσθαι de hominibus, inftar tefferarum Eur. II. 604 E.—I. 721 B.—materia corporea Porph. Grad. §. 33. ed. Cantab.—civitas feditione Dio Chr. 446 D.—διαφορούμενον ἀξίωμα Sext. Emp. II. 112 feq. Math. VII. 294. 306. VIII. 429 feq.—ρέω diffipo, conficio II. 366 C. 127 F. 131 B.—de fulmine II. 434 C. Longin. II. 665 A.—bona diffipo II. 484 A. 1126 B. Weffel. Diod. Sic. I. 590.—expello, pervado II. 627 E.—ftomacho cibus v. n. ad II. 127 F.—cibos in convivio II. 709 A. —εῖται homo bello I. 242 C.—populor I. 308 D. E. 986 E. 1054 C.—έω τὸ πνεῦμα corporis, bono fenfu II. 134 A.—et συμφορέω Plato 591 F.

διαφόρησις II. 389 A. (933 C. mff.) I. 217 B.—πλούτου I. 867 C.

διάφορος adverfarius v. n. ad II. 78 A.—225 F. 1045 F. 1120 F. I. 77 F.—τὰ lites I. 88 A.—et ἀνόμοιος II. 96 D.—præftans πρὸς ἀρετὴν I. 812 B.—τὸ pecunia Stob. Flor. Grot. p. 388. Arift. Eufeb. P. E. VIII. 350 A. Lucian. II. 405.—malus II. 1047 E.—τὸ differentia II. 77 A.

II. 130 D.—διαχεόμενος ventus per foramen II. 855 A.—ται vinum diffufum Juvenal. XI. 159.—εῖ θέρος τὸν ἀέρα Dio Chr. VI. 88 C.—έω τὴν φιλοφροσύνην affundo II. 156 D. —εόνται morbi difperguntur, extinguuntur II. 127 C. Sim. 130 D.—έω καὶ ἐκπραύνω dolorem II. 74 D.—διακεχυμένοις laude II. 73 C.—εῖσθαι vino I. 416 C.—fimpl. I. 576 D.—σθαι vultu I. 650 B. 675 A. 759 F. II. 180 E. —lætari I. 862 F.—ται fluctus I. 919 B.—fim. tranquillum mare II. 82 F. ubi v. n.—ται auditor lætitia, malo fenfu II. 46 B.

διαχράομαι II. 772 C. I. 140 C. 173 A. 298 A. 309 A. 368 B. 428 B. 455 B. 559 E. 641 A. 704 E. 868 D. 1002 E.—II. 236 A.

διάχρυσος I. 496 A. II. 142 C.

διάχυσις II. 114 F. (οἴνου II. 150 C.) 564 B. 631 A. C. 688 E. 689 E. 771 B. 909 C. 933 C. 947 C. 1077 B. 1078 A. 1092 D. 432 E.—corruptio II. 956 D.—fluvii I. 286 B. 427 A.—vultus I. 505 D.—lætitia I. 782 B. II. 114 F.—oculorum I. 857 D.—cibi in ftomacho II. 131 C.

διαχωρέω dilato me, v. concido II. 680 A.—cibi in corpore tranfeunt, excernuntur Porph. Abft. I. 45.—ωρεῖ κάτω μέλαινα, f. χολὴ Ariftid. I. 214.

διαχωρίζω II. 968 D.

διαχωρισμὸς II. 910 A.

διαψάλλω Himer. 694.

διαψαύω II. 1080 E.

διαψεύδομαι paff. τινὸς I. 903 B. 910 E.—τινα quem I. 178 F.—Stoic. II. 1056 F.—erro II. 662 D. 165 C. I. 139 C. 319 A.—σμένη δόξα Diog. Eufeb. 264 B. Porph. Abft. I. 49.—τινὸς I. 58 A. 453 B.—fpem I. 376 D.

διαψηφίζομαι Plato 681 G. 685 A.

διαψήφισις Plato 692 B. F. 652 G.

διάψυξις II. 967 F.

διαψύχω minuo cujus potentiam I. 446 E.

διβολία f. veftimentum II. 754 F. eft *par jaculorum* Pollux VII. 157.

διβόλιον—α jacula I. 420 B.

D. 128 C. 130 E. 135 A. 139 B. 140 A. bis. 156 A. 157 E. 174 F. 175 F. 176 B. 189 F. 199 B. 205 A. 213 E. 217 E. 222 D.—μαι cum inf. II. 18 C.—μαι II. 39 B.—Æfculapius filios medicinam οὐκ ἐδιδάξατο ἀλλ' αὐτὸς ἐδίδαξε Ariftid. I. 42. II. 23.—poëta fimpl. docet alium quid Plato 684 E.—κω filium per magiftros Dio Chr. XIII. 223 C.—καὶ νουθετέω philofoph. II. 46 B.—δέομαι, ἀπειλέω II. 12 C.—ἱπποδρομίαν I. 760 E.—παῖδας I. 348 A.—γράμματα I. 348 A.—καὶ ἐγκαλέω I. 331 F.—καὶ παρηγορέω I. 331 A.—τὴν χρείαν II. 130 A. dico ufum effe magiftrum, fic enim accipiendum ex ufu quem tetigit T. Hemfterhuf. ad Th. Mag. 187. Vid. ad Act. X. 15.—poëta fabulam II. 634 D. 814 B. 839 D. 853 E. I. 114 C.—ει ἄνδρα πόλιν Simonid. II. 784 B. δείκνυσι 811 B.—cum πείθω, δεδίττομαι II. 818 C.—δέομαι II. 815 B.—poëta, fimpl. carmen recito II. 872 E.—act. filium χαλκεία I. 77 E.—med. τέχνην I. 90 D.—act. καὶ πείθω I. 161 B. 206 A. 323 E. 438 B.—muficus harmoniam *exhibet*, ut fabulam II. 1136 C.—καὶ λέγω I. 202 B. 780 A. —ὡς ὄντος I. 213 A.—καὶ μανθάνω Plato 684 B. 689 B. 690 H. 699 G. 703 E. 704 B.

διδαχὴ II. 880 A. 2 C. Plato 663 C. Mox παιδεία.

δίδυμος II. 107 E. 1083 C. I. 488 C. 473 E. 697 B.—tefticulus II. 905 E.—gemelli II. 906 B. 3 C.—fignum Zodiaci II. 908 C.

δίδωμι Simpl. I. 143 A. 157 A. 158 D. 165 E. 166 B.D. 173 B.C.E. bis. 174 D. 176 A.B. 177 A. 179 F. 182 A. 183 D. 184 E. 188 C.E. 191 E. 192 B. 193 B. 196 C. 197 B. 198 B.D. 199 E. 205 F. 211 C. 213 A. 217 E. 223 D. 234 A. 235 B. 239 A. 240 D. 242 B. 262 C. 215 F.—πρόφασιν pertexo I. 377 C.—vulnus cui I. 387 A. 499 B. 534 F. 558 B.—II. 708 A.—II. 931 D. I. 89 D. 90 F. 91 F. 103 A.B.—et λαμβάνω II. 667 B. I. 5 A.—δίδοται πρὸς ἄνδρα Dio Chr. VII. 112 C.—δίδωμι τινὶ ἀνάμιξιν poffum mifceri cum quo II. 702 B.—σκιὰς in fympofio, i. e. concedo II. 708 A.—Mathem. II. 720 A. I. 24 B. 305 F.—δεδόσθω liceat II. 867 D. Eufeb. P. E. III. 96 B. ἴστω καὶ δ. Euf. ex

195 A. 196 B.—offero v. n. ad II. 180 B.—τινος τι Casaub. Lect. Theocr. I. p. 240.—concedo disputatione II. 414 C. Teles Stob. 522. Dio Chr. XXXI. 338 A. —ναι λόγον ἀλλήλοις I. 208 C.—me cui I. 204 B.—me in societatem I. 241 F.—δεδομένη sc. via I. 287 F.—λόγον pro διαδίδωμι I. 289 D.—δίδοται τι τινι, δεδόμενον quid cui rei vel homini a natura tributum est Plato 704 F.—δεδόμενον ἦν cui judicare id. 594 G.—μι cui legem pro τίθημι ib. 664 F.—λόγον τινι Aristid. II. 426.—ἐμαυτῷ τι Aristid. I. 56.—ἐμαυτόν ὑπέρ τινος impendo me cui rei Aristid. II. 265. —τι τῇ τύχῃ condono Aristid. I. 567. ἔστω, δεδόσθω Orig. Cels. 445 C. 469 A. Numen. Euseb. P. E. 526 B. Greg. Naz. Ep. XXI. p. 785 A.

διεγγυάω—μαι I. 712 E.

διεγείρω ἐμαυτὸν II. 975 C.—quem I. 783 A. 969 E. II. 107 E. quid II. 117 F.

διέδεται προσφὺς σοῦ τὸ σῶμα II. 170 A.

διείδω—διεῖδεν II. 39 C.

διειλεῖν librum II. 1039 E.

διειλιγμὸς II. 695 A. affectio stomachi?

δίειμι transeo II. 721 C. 824 H. 922 D. 929 B. 1078 C. D. 76 C. 229 C. Sim. Aristid. I. 49. 208.—narro I. 145 F. 258 D.—σι λόγος I. 942 B.

διείργω I. 118 E. 130 C. 362 A. 497 C. 679 F. Plato 663 A.

διείρω (I. 824 C. διερεῖν f. διελεῖν) Aristid. I. 48.—dicto, dico Plato 636 C. 637 E. bis. 683 C. 704 F.—Liban. I. 474 A.

διεκβάλλω I. 286 D. 571 E.

διεκδύνω turbam I. 240 D.

διέκδυσις I. 574 C.

διεκθεῖν τινος II. 589 D. 665 F. 666 B. 916 E. I. 286 E. 971 D.

διεκπαίω—σάμενος I. 579 C.—Kuster. Aristoph. Plut. 805. Wessel. Diod. Sic. I. 157. II. 198. Pausan. 341. 561. Casaub. Ath. 198.

διεκπίπτω II. 51 A. 249 A. 691 A. I. 109 B. 137 E. 370 C. 389 C. 554 B. 605 F. 286 E. 425 D. 724 F. 786

218.—διέστηκε terra Ariſtid. II. 350.—μι ſocios id. I. 482. 489. 518.

διισχυρίζομαι II. 426 E. 430 F. Plato 654 D. 703 A. 705 B.

δικάζω—όμενος II. 679 C. Plato 649 E.—δίκην II. 44 D.—juſtum cenſeo II. 867 A. Reiſk. f. δικαιόω.—άρχω, λέγω I. 110 D.—diſting. a κρίνω Xen. K. Π. I. 2, 16. I. 322 C.—τινι I. 320 D. 848 C.—μαι τινι κακώσεως II. 135 E. —μαι f. accuſo? Plato 685 D.

δικαιοδοσία I. 623 D.

δικαιοδοτέω II. 779 A.

δικαιολογέομαι II. 61 A. 230 C.

δικαιοπραγέω II. 135 F. 1041 B. 439 A. 776 D. 791 D. 818 A. 964 B. I. 81 B.

δικαιοπράγημα II. 1041 A.

δικαιοπραγία II. 2 A.

δίκαιος ſimpl. II. 63 F. 71 A. 166 A. 186 A. 190 F. 205 A. 213 B. C. 215 E. Plato 700 B. 703 G.—δίκαιον ἴσον II. 719 B.—mitis Solon. I. 80 B.—legitimus I. 119 D. 162 A.—δίκαιός εἰμι ποιεῖν τί v. n. ad II. 163 A.—dignus ſum, mereor I. 182 C. 831 F.—ἔστι μοι δίκαιον οὐδὲν πρός τινα II. 669 D.—de menſura II. 368 B.—ὄψον, κρέας II. 669 C. D. ſeq.—τὰ, jura, beneficia, fructus juris II. 238 E.—ον τὸ, Jus II. 204 A. 215 C.—ἡ τοῦ δικαίου προσηγορία Ariſtid. II. 186 A.—ος ἐχθρὸς II. 91 C.—α et μὴ δίκαια res II. 64 C.—judex audiat πρὸς τὸ δίκαιον II. 44 D.—ἄγαν δίκαιος I. 998 C.—ον καὶ καλὸν I. 907 E.—τα bonitas cauſſæ I. 783 B.—οις ἡττᾶσθαι I. 766 D.—ἐπὶ τοῖς I. 650 D.—ἐπὶ πᾶσι δικαίοις venire, conditionibus I. 529 D. —τὰ πρός τινα I. 493 E.—α πάντα ἔσεται I. 457 C.—καὶ χρηστὸς I. 387 D.—τὰ juris dictio I. 369 C.—τὰ juſtitia I. 365 C.—ον et utile I. 334 A. 389 E.—δίκαιος verus, accuratus, in ſuo genere bonus, Tayl. Æſch. p. 586 ed. Reiſk.—ότερον adv. II. 158 B.—α ἡδονὴ II. 158 E.—α καὶ καλὰ non omnia regibus ſunt, ſed μόνα τὰ δίκαια δίκαια, et μόνα τὰ καλὰ καλὰ II. 182 C.—ον res II. 173 D. 174 C. 185 C. 188 F. 190 E. 202 C. 208 C. 209 B. 242 A. Plato 699 F.—οτάτῳ λόγῳ II. 737 E. 1072 D.—neutr.

δικαστήριον et συνέδριον II. 793 D.—metaph. II. 826 A. 46 A.—judices I. 873 B.—I. 169 F. 246 F. 488 A. 526 D.

δικαστὴς jungitur cum κριτὴς II. 616 C. (Xenoph. Symp. V. 10.) idem II. 869 A. Plato 619 G.—Rom. 360. I. 649 A.—ſimpl. judicii II. 63 E. 155 B. 167 A. 174 C. 178 E. 194 B. 200 E. I. 169 E.—in regione 585 A.

δικαστικὸς I. 157 A. 837 A.

δίκη—δίκην ἔχειν II. 808 A. 95 D. 182 C.—II. 91 D. 178 F. 179 A. 187 C. 194 D. 205 B. E. 213 C. 216 C. 221 C.—δίκην more II. 414 C. 666 C. 673 A. 770 B. 829 A. 953 C. 1068 C. 1105 D. 438 B. 5 F. 53 A. 66 B. 61 F. 127 C. I. 458 E. 477 D. 532 D. 706 B. 768 E.—Dea II. 781 B. 1124 F.—δίκη ὑπὲρ κεφαλῆς αἰωρουμένη II. 252 E.—δίκην ἔχειν v. n. ad II. 152 E.—dupl. καταδίκην II. 381 D. ?—δίκην ἀποδοῦναι pœnas exigere II. 551 E.—τίνειν τὴν δίκην II. 553 F.—νόμος et ἄρχων in qua ſint ratione II. 780 E.—δημόσια II. 805 A.—καὶ κρίσις II. 825 E. 182 C. I. 864 B. Plato 689 C.—Æſchyl. ſupplicium II. 950 E.—δίκας δοῦναι καὶ λαβεῖν II. 944 C. I. 166 A. 976 E.—καὶ συνηγορία opp. κατηγορία II. 994 C.—κατὰ δίκην II. 168 A. 1083 B.—δίκη θεῶν II. 1125 A.—ἐν χειρὶ τὴν δίκην ἔχειν II. 1125 A. I. 137 D.—κρίνεσθαι I. 106 E. Thucyd. III. 57. Duker.—ἐρήμη I. 135 B.—ἐπὶ δίκην ἔρχεσθαι I. 136 A.—δώρων cet. I. 169 E.—δίκην παρέχειν pro ὑπέχειν I. 931 B. Markl. Eurip. Iph. T. 944.—δίκης ὑπέρτερον II. 223 B. δίκην τίνω II. 230 B.—κατὰ δίκαν Lac. II. 211 C.—πρὸ δίκης quem punire, *indicta cauſſa* I. 179 C.—divina I. 322 A.—ſcripta formula I. 335 A.—δίκην ἀσελγείας cui ἐπιτίθημι I. 376 A.—ας λαβεῖν παρά τινος I. 392 F.—ας πέρι ἀσκεῖσθαι in cauſſis gerendis I. 568 F.—αι juriſdictio I. 630 A.—quem παρέρχεται I. 662 A.—ης τυχεῖν bono ſenſu II. 669 F.—puniri I. 839 B. Plato 658 D.—ην εἰπεῖν κατά τινος accuſare quem I. 851 C.—Demoſthenis, ultio qua vindicatur I. 860 E.—de quo ſumta, τινος I. 990—ην ἔχειν παρά τινι I. 1038 F.—ὡς ἐν δίκῃ hiſtoriam ſcribere I. 1045 C.—ην δικάζω II. 44 D.—φεύγειν II. 63 E. 169 E.—δίκης ὀφθαλμὸς

224 E. 234 E. 235 A. 236 A. 237 B. 239 D. 241 D. —τὰ δοκοῦντά τινι ποιεῖν II. 202 F.—τὸ δόξαν II. 219 B.—τὶ μηδὲ γινώσκειν II. 212 E.—et εἰμὶ II. 188 C. Dio Chr. 461 C. Plato 689 E. F.—οὐκ ἐμοῦ ἀλλ' ὂν ἔδοξεν ἐμὲ εἶναι II. 177 B.—δεδογμένον philofophi Plato 696 D. 697 B. —abund. τὸ δοκεῖν σοφὸν εἶναι, pro σοφὸν εἶναι Plato 700 B. —δεδόχθω Plato 632 C.—οἱ δοκοῦντες fc. σοφοὶ quod addit Eufeb. Porph. Abft. II. 40. δοκῶ μοι γράφειν, volo, Teles Stob. 516.

—καὶ ἔπαινος II. 1100 B.—δόξαν ἔχειν I. 84 B. 391 A. 893 A.—Simpl. politiæ laus, gloria I. 147 F. 155 E. 1066 F.—ἀμαθὴς I. 173 D.—ἐκ δόξης ἀμαυρᾶς II. 420 E. —δόξης ἐνδεέστερον minus opinione I. 1070 A.—δόξα unde actio fuſcipitur I. 238 C.—honor, gradus I. 250 C. 536 F.—gloria I. 336 B. 337 D. 342 D. 548 E. 992 A.—opp. ἀρετῇ I. 342 D. 795 C. 796 A.B. 892 D.—ὡς ἡ τῶν πολλῶν δόξα I. 439 C.—καὶ δύναμις in rep. I. 547 E. 759 D. II. 49 D.—πλοῦτος, γένος I. 556 A. II. 58 D.—ἡ κατ' ἀνδρείαν δόξα, gloria fortitudinis I. 557 F.—religionis I. 567 E.—οἱ ἐν δόξῃ I. 621 F. 798 A.—καλὸν πρὸς δόξαν I. 654 D.—ης μετέχω τινι I. 695 B.—opp. λόγῳ (præjudicata opinio, an gloriola?) I. 877 C.—et φύσις I. 771 A. —καὶ ἰσχὺς in republ. I. 851 C. f. D. 857 A.—τῶν πολλῶν I. 863 A. 922 A.—ἀπὸ λόγου diſting. a potentia I. 887 A.—καὶ ἀρχὴ I. 891 B. II. 92 B.—σκιὰ ἀληθείας I. 901 E.—dignitas regis I. 909 E.—propria exiſtimatio I. 974 C.—alterius bona de nobis I. 988 B. 989 B. 987 F.—ἀρετῆς I. 1006 A. 1009 B.—oppon. ἀδοξίᾳ, philoſopho indifferens II. 101 D.—πλοῦτος, ἰσχὺς, δύναμις II. 99 E.—ἡ ἐν τοῖς πολλοῖς II. 118 E.—φαυλὴ II. 102 C.—αι καὶ τιμαὶ II. 103 E. ſim. 147 D.—ξα καὶ χρόνῳ ſecundus ab Homero Heſiodus II. 105 D.—δόξα doloris opinio II. 106 D.—ψευδὴς II. 117 A.—ſimpl. opinio II. 107 A. 171 E.—παρὰ τὴν ἡμετέραν II. 115 A.—αν παρασχεῖν ὑφειμένου II. 131 A.—κενὴ καὶ ἄκαρπος II. 135 E.—αν ἀγροικίας φοβεῖσθαι II. 124 B.—fama, celebritas II. 125 B. 153 F. 154 C. 162 E. 178 A. 181 B. 182 F. 186 F. 199 A. 200 A. 212 E. 227 E. 239 F. 210 F.—καὶ φιλοτιμία II. 131 A.—περὶ θεῶν II. 161 E. Sim. 165 B. bis E. 167 B. 169 F.—et λόγος oppon. II. 170 D.—et εὔνοια oppon. δυνάμει II. 182 B.—καὶ δύναμις II. 185 C.—opinio φαυλὴ II. 214 D.—opinio et gloria bis acute II. 217 A.—δόξαις δουλεύειν Philem. 529.—pro κενοδοξία Dio Chryſ. VIII. 137 A. C. X. 153 A.—δόξα ἀνθρώπων et αὐτοῦ γνώμη oppon. Dio Chryſ. LXXVIII. 654 D.—non ὁ παρὰ τῶν πολλῶν ἔπαινος· εἰ δὲ τῶν πολλῶν, δηλόνοτι τῶν οὐκ εἰδότων ib. —σοφίας Plato 656 A.—ἀληθὴς Plato 669 B.—παιδικὴ id.

ſtingui a στράτευμα I. 884 A.—oratoria diſtinguitur ab ea quæ ex concionibus et rep. eſt I. 887 B.—λόγου I. 936 C. II. 31 E. 34 C.—εἰμὶ ἑτέρου I. 1000 C.—καὶ δόξα I. 1046 C. cf. δόξα.—εὐδοξία I. 1049 D.—ἐν δυνάμει εἶναι I. 1062 B.—καὶ ἐξουσία I. 1070 B.—καὶ τέχνη II. 17 F. 18 C. 156 B.—καὶ ἀρχὴ principium phil. II. 34 A.—φαρμάκου II. 34 B.—καὶ ἀρχὴ in rep. II. 37 A.—φυσικὴ opp. ἐμπειρίᾳ II. 43 B.—εὐμαθείας fere abund. II. 47 D.—καὶ προαίρεσις II. 54 D.—ἀντιληπτικὴ ſenſus II. 98 B.—δυνάμεως abund. vel corrupt. II. 98 B.—περὶ virtutem II. 118 D.—καὶ ὕλη II. 129 F.—ſtomachi ſubaud. II. 130 A.—cibi II. 132 B. D.—opp. εὐνοίᾳ II. 182 B.—κατττὰν δύναμιν diis ſacrificare II. 221 D. imit. Heſiod. Phintys. Stob. 445.—ſacrificare θεοῖς δαίμοσιν ἢ δυνάμεσιν ſenſu Chriſt. *angeli* Porph. Abſt. II. 2. 4. Nymph. 8. conf. Goens. —poetæ, facultas poetica Plato 633 C.—εἰς δύναμιν quoad ejus fieri poteſt Plato 639 A. 700 F.—qui parvum furatur ἔρωτι τῷ αὐτῷ δυνάμει δὲ ἐλάττονι κέκλοφε Plato 686 A.—δυνάμεσι μαθημάτων Plato 697 A.—καὶ γένεσις numeri Plato 704 D.—μεις animalium II. 63 C.

δυναστεία II. 147 D. 760 A. 822 F. 826 F. I. 129 F. 155 A. 161 F. 236 C. 386 E. 443 E. 476 D. (et δῆμος oppon. 553 E.) 614 E. 845 E. 872 C. 968 C. 997 D. Plato 586 E. 587 B.

δυναστευτικὸς II. 818 A.

δυναστεύω II. 1015 D. I. 236 D. 240 D. 435 E. 854 C. τινι Heraclid. Athen. 624 C. Metaphor. Plato 655 H.

δυναστὴς regum miniſter II. 421 C.—II. 710 A. 794 A. 807 F. 1043 D. 1061 D. I. 161 B. 163 E. 238 A. 477 F. 501 D. 505 B. 508 F. 635 A. 653 B. 914 E. 755 C. 776 D. 895 C. 903 B. 942 A. 949 B. 995 C. 996 F. 1001 C. 1034 C. Plato 598 F. H. 599 A. Ariſtid. I. 492. 499. II. 75.

δυνατὸς εἰμὶ ποιεῖν τι II. 552 D. 709 B. 781 F. I. 322 B.—opp. ἰδιώτῃ II. 298 C. 815 A. I. 407 D. 423 D. 424 A. 571 B.—In rep. I. 394 C. 426 B. 434 B. 514 D. 734 F. II. 178 B.—δυνατὸς Stoic. II. 1055 D.—ac διανοητέος jung. II. 1081 A.—πρὸς τὸ δυνατὸν quoad ejus fieri potuit

fragm. I. 770.—vereor II. 669 D. 674 E. Dio Chr. 559 C.—έομαι metuo, ſuſpicor Plato 683 B.

δυσωπία II. 528 D. definit. ib. E. II. 95 B. 124 A.—res habet δυσωπίαν II. 707 D.

δυσωρήσονται canes Hom. II. 781 C.

δυτικὸς II. 887 A. 932 A.

δύω—δύομαι II. 557 E. 1077 C.—δυόμενος ſol II. 931 F. I. 92 C. ται 625 F. Luna I. 1030 A.—δέδυκε κατὰ θαλάσσης II. 938 D.—δεδυκὼς εἴς τι II. 426 D.—Med. induo, ἐδύσατο τὴν πανοπλίαν I. 397 F.—δύει telum διὰ φλεβῶν, penetrat I. 559 A.—μαι τινι leg. ὑποδύομαι I. 559 B.—δύει εἰς τὰ μέσα I. 1015 A.—urbs, demergitur, ſubſidet Ariſtid. I. 264. 271.—κατὰ γῆς Lucian. II. 349.

δύω—δυεῖν I. 650 D. 652 D. E. 655 A. 708 B. II. 178 A. 188 E. 701 C.—duo 720 A. B. 744 B. 785 E. 1016 F. 1018 C. 1019 B. 1022 D. 1041 A. 1045 D. Weſſel. Diod. Sic. T. I. p. 33.—427 D. 429 D. 547 D. 600 A. 642 C.—civium ſententiæ εἰς δύο diviſæ ſunt II. 844 E.—δύο II. 1017 D. E. 1021 A. 180 B. 198 C. 199 F. 201 B. 202 E. 203 F. 207 C. 212 A. 218 D. 220 C. 225 F. 229 A. E.—δυοῖν θάτερον II. 1081 D.—δυοῖν II. 428 B. cum plur. II. 198 C.—δυεῖν cum plur. I. 447 C. D. 549 E. 568 C.—δυοκαίδεκα I. 384 C.—δυὼ κακὼ Eur. Stob. 171, 52.

δώδεκα II. 171 D. 1018 D. 1019 E. 1021 B.

δωδεκάεδρον II. 427 A. B. 428 A. D. 423 A. 887 C. 1003 C. dodecaedron eſt terræ. Refer huc Jacobſium Anthol. T. VII. p. 93.

δωδεκαετὴς I. 48 C. 77 D. II. 198 C. δωδεκετὴς I. 274 A.

δωδεκαπλάσιος II. 1028 C.

δωδεκάσκαλμος I. 726 B.

δωδεκάσκυτος II. 1003 C. Jamblich. V. P. 8. 247. Senec. Q. N. IV. 1. nr. 12. Jovi ſacer. Proclus Euclid. p. 48. Plotin. 708 D.

δωδεκατημόριον II. 1028 D.—urbis Plato 650 F. 651 A.

Δωδωναῖον χάλκεον Ariſtid. II. 309. Himer. 272.

δωμάτιον cubiculum II. 252 E. 261 B. 622 E. 766 B. I. 26 B. 89 E. Sæpe male verterunt interpretes in Plu-

E.

ib. 688 E.—εἰ—εἴτε—ἐάν τε (l. γε)—ἐὰν δὲ—ἐὰν δὲ—καὶ ἐὰν μὲν—ἐὰν δὲ μὴ—ἐάν τε—ἐὰν δὲ Plato 690 D. E.

ἔαρ II. 1028 F. I. 933 A.

ἐαρινὴ I. 72 C.

ἑαυτὸς—ῷ συνεῖναι II. 777 F.—οὺς pro ἀλλήλους II. 816 C. 237 D.—ille ad quem loquimur II. 861 D.—δι' ἑαυτοῦ quid facere, non per alium I. 388 E. Conf. Αὐτός—οῦ peffimus I. 456 C.—ἑαυτοῦ πλεῖστος καὶ μέγιστος ἐῤῥύη fluvius I. 613 E.—ἐφ' ἑαυτοῦ expeditionem fufcipere, *fummo imperio*, non fub alio duce I. 583 C.—pro σεαυτὸν I. 187 A. 207 C. conf. 210 D. Jambl. V. P. 116.—Simpl. II. 143 B. 144 A. D. F. 145 F. 152 B. 154 B. 162 A. 163 C. E. 168 E. bis. 172 E. 173 A. bis. C. F. 178 B. D. 179 A. 181 A. 184 A. 187 A. C. 193 A. 194 E. 197 A. D. 198 B. D. 201 A. C. 203 D. 207 E. 209 D. 211 A. B. F. 212 D. 213 C. 224 A. 234 C. 235 E. 236 D. 238 C. 240 F. 241 C. 242 D.—αὐτοὺς καθ' ἑαυτοὺς II. 123 B.—pro ἑαυτοῦ et σεαυτοῦ Dorvill. Char. p. 159. II. 155 B.—τὸ βουλευτὴν εἶναι ἑαυτὸν οὐδενὸς ἄξιον ἡγεῖτο pro βουλευτὴς εἶναι I. 1000 A.—pro αὐτὸς I. 940 F. f. II. 41 B. 201 F.—ῷ ζῆν vel mori I. 819 F.—τὰ ἑαυτοῦ πράττειν Porph. V. P. 54.—ἑαυτῷ λαλεῖν Upton. Arrian. p. 247.—ἑαυτοὺς pendet a πόλις Plato 689 D.—ἑαυτοῦ γενέσθαι Ariftid. I. 148.—pro ἐμαυτὸν Kufter. Suid. T. II. p. 33.—cum fuperlat. II. 748 B.

ἐάω II. 27 E. 67 C. 663 C. 1116 F.—τινι τι II. 233 D.—I. 509 D. II. 39 F. 42 A. 43 F. 55 A. 64 D.—intactum relinquo II. 665 C. 701 E. 793 F. 1094 D. I. 113 C.—II. 749 E.—e manibus dimitto II. 307 A.—ἵνα τοὺς ἄλλους ἐάσω I. 477 F.—τι κατὰ χώραν II. 364 E.—negligo I. 940 B.—Simpl. omittere II. 548 B. 683 F. 710 B. 729 F. 733 D. 763 B. 990 D. 1051 D. I. 170 C. 597 F. 977 C. Ariftid. I. 254.—χαίρειν II. 701 E. 1083 F. 123 B. I. 137 A.—καὶ περιεῖδον τινα II. 862 A. 1049 D.—τινα II. 122 E. 131 C. 134 F. 1087 A. I. 154 E. Plato 696 A.—ὅτι ftatuere, ut ἀπολείπω I. 35 F.—ἐατέον ταῦτα I. 659 C.—ἔα με ἄνθρωπε δίδοναι δίκην II. 168 C.—non facio II. 102 C.—τοὺς λόγους μὴ λόγους ἐᾶν, ἀλλὰ πρά-

ἔγγονος I. 153 C. 220 B?
ἐγγράμματος φωνὴ Vit. Hom. §. 16. Porph. Abſt. III. 3.
ἔγγραφος I. 47 A. B. 156 C. 335 A. 909 C. II. 227 B.—μαρτυρία δήμων καὶ βασιλέων Dio Chr. 657 C.
ἐγγράφως Dio Chr. XIV. 232 D.
ἐγγράφω I. 323 A. II. 109 C.—in civitatem II. 400 C. 1034 A. 37 E. 182 D.—II. 671 C. 761 B.—filium in ephebos I. 949 C.—in tabula pingo I. 1033 A.—menti II. 779 B.—paſſ. ἐνεγράφη ἄτιμος II. 833 A.—monumento quem II. 873 A.—in ſenatu I. 102 F. 114 F.—I. 525 B. II. 175 A. 186 A. bis.
ἐγγυάω act. I. 335 C.—med. I. 194 A. 215 E. 762 D. 940 E. 1025 D. II. 13 F. Plato 679 E.—ομαι πρός τινα II. 661 A.—II. 146 C. 164 C. 831 E. I. 644 C. 714 A. 754 A. 785 A. 916 C. Plato 691 A. 652 F. 659 D.
ἐγγύα, παρὰ δ' ἄτη II. 164 B.
ἐγγύη I. 76 E. 762 D. Plato 623 A. conjugii I. 351 B. —I. 621 C. II. 164 C. 196 B. Plato 659 E. 660 A. 691 A.
ἐγγυητὴς II. 195 E. 981 E. I. 294 A. 548 F. 781 A. Ariſtid. I. 373. 381. 396. 452. 458. Plato 659 D. 691 A. 675 F. 685 A.
ἔγγυθεν II. 65 B. 1124 F. I. 101 D.
ἐγγυμνάζεσθαι τινι πρός τι II. 458 B. 585 C.—λόγῳ II. 628 D. 1135 E.—τινι I. 319 E. 359 D. 610 D. 721 D. 848 C. 947 F. II. 130 F.
ἔγγυος—ον ἐπάγεσθαι II. 753 D.—I. 547 B.
ἐγγὺς II. 1123 E.—Simpl. II. 151 C. 156 A. 178 C. 193 A. 202 C. 225 B. bis. 187 C.—ὡς ἔγγιστα λέγειν opponitur τῷ ἐξακριβοῦν II. 1028 C.—ἴσμεν τινος, parum abeſt, quin nos II. 1044 D.—γίνομαι II. 1121 D. I. 232 F. —οἱ ἔγγιστα τοῦ γένους I. 89 B.—ἔγγιστα γίγνεσθαί τινος I. 362 D.—ἐγγὺς γενέσθαι I. 383 E.—ἔγγυς ἔρχεσθαι τινος I. 470 D. 502 D.—cum inf. I. 514 C. 578 B. 870 F. —ἐγγυτάτω τινος ſimillime I. 808 E. 1063 D. Plato 643 C. E. Ariſtid. II. 224.—ἔγγιστα τινι ἐλθεῖν I. 889 C. —υτάτω τινὸς ἔρχεσθαι I. 1006 E.—ἐγγύτατα Ariſtid. II. 171.—γιστα quem ſtatuo I. 1009 A.—τέρω venio ταῖς ἐλ-

64 B. 224 D. 561 A. 727 E. 757 D. 885 E. 920 E. 991 F. 1070 F.—ται dormiens I. 885 C.—de moribundis II. 204 E.

ἔγκαρπος II. 776 B. 2 E. Ariſtid. II. 309.

ἐγκάρσιος II. 630 A. Ariſtid. I. 358.

ἐγκαρτερέω II. 82 C. 46 E. 97 C. 202 B. 242 C. 967 D. 987 E. 1107 E. I. 51 B. 66 F. 72 C. 338 D. 461 A. 602 C. 661 C. 814 F. 907 C. 934 C. 938 B. 966 A. 1046 E.

ἔγκατα viſcera Hom. II. 684 A.

ἐγκαταβιόω II. 783 D. I. 802 E.

ἐγκαταβυσσόω Democr. II. 735 A.

ἐγκαταγηράω I. 755 C.

ἐγκαταδαρθάνω τῷ διψῆν II. 688 E. 647 F. ἐγκαταδαρθέντος plurimi codd. Ita et Ariſtoph. Plut. 300. ubi vid. Hemſterh.

ἐγκατακεῖσθαι II. 691 F.

ἐγκατακλίνω II. 989 F.

ἐγκαταλαμβάνω II. 947 C. I. 400 C. 425 C. 633 F. Ariſtid. I. 275. II. 178.

ἐγκαταλείπω κίνδυνον II. 872 F. 873 D.—I. 27 A. 28 E. 544 E. 654 D. 872 A. 862 D. 879 F. 977 A. 1028 E. 1031 E. 1039 F. 1044 C. 1046 C. 1058 E. 1060 D. II. 175 D. Ariſtid. I. 426. 438. 457. 460. II. 140.—τι II. 47 B. 790 C. I. 39 A. B. 42 F. 117 E. 385 A. paſſ. II. 797 D.—act. et paſſ. I. 957 D.—πίστιν II. 54 A. —ἐγκαταλείπεσθαι II. 577 E. 863 F.—activ. II. 761 B. 787 E. 871 E. I. 234 B. 250 F. 256 A. 451 A. ib. D. bona filiis, ſed ἐν delend. 506 D. 517 E. 664 D. 725 A. 780 F. 796 B. 816 A. D. 841 B. 844 A.

ἐγκαταμίγνυμι Ariſtid. I. 93. 96. 100.

ἐγκαταπλέκω II. 983 C.

ἐγκατασβέννυμι—ται τινι τι II. 975 B. 987 D.

ἐγκατάσκευος λόγος Vit. Hom. §. 15.

ἐγκατασκήπτω Ariſtid. I. 258.

ἐγκατασπείρω II. 1001 B. I. 2 A. 867 C. Herodian. II. 1, 6.

ἐγκαταστοιχειοῦν τινι τι II. 353 E. I. 47 A.

—εἰ καὶ ut alibi καί τοι I. 1006 A.—εἰ—καὶ confeq. Si hoc —etiam illud eft II. 798 A.—εἰ καὶ διὰ μηδὲν ἄλλο, τῇ γοῦν II. 861 C. 1086 C.—εἴ τι τῶν γεωμετρικῶν ὄφελός ἐστιν ἀποδείξεων II. 1028 C.—εἰ pro ὅτι II. 191 E. 192 D. 193 C. 206 D. 207 D. 1063 B. 1089 A. I. 12 E. 377 E. 380 C. 390 F. 459 C. 480 A. 507 A. Phædon. 34. ubi v. n.—εἰ μὴ μεῖζον, οὐκ ἔλαττόν γε II. 1090 D.—εἰ μηδὲν ἄλλο II. 1095 A. 1123 E. 422 A. Plato 654 D.—εἰ δὲ δὴ II. 1107 A. I. 63 E.—εἰ καὶ μὴ—ὅμως II. 1125 F.—εἴ γε μὴ I. 102 A.—εἴ τις ἄλλος I. 211 A.—εἰ δέ ἐστιν ὥσπερ ἐστιν I. 355 A.—ὡς εἴ τις ἄλλος I. 434 A.—εἰ μὴ pro ἢ—οὐ πρότερον εἰ μὴ pro ἤ. I. 438 B.—εἴ γε τις ἄλλος I. 476 E. —εἰ μὴ νὴ Δία I. 521 D.—εἰ καὶ τοῦτό πως ἐγγένοιτο I. 535 B.—bonus εἰ καί τις ἄλλος I. 610 A.—εἰ μὲν οἷόν τε —εἰ δὲ μὴ I. 738 A.—εἴποτε fiquando, in parenthefi, I. 864 E.—εἰ μὴ—ἀλλὰ tamen I. 1060 F.—πᾶν εἴ τι τούτοις ἔοικε II. 45 D.—ὥσπερ εἴ τις—οὕτως εἴ τις II. 48 C.—εἰ δεῖ—δεῖ apodofis II. 48 D.—διὰ μηδὲν ἄλλο, ὅπως γε μὴ II. 70 C.—vitiofe pro τι vel ὅ ut mff. II. 80 A.—εἰ μηδὲν ἄλλο, ταῖς ἔχθραις συμπλέκουσιν ἡμᾶς II. 86 C.—Sim. Plato 634 G. 637 G.—εἰ μὴ nifi vero Ironica refponf. II. 109 F.—εἰ δέ ἐστι—ὥσπερ εἰκὸς ἔχειν—οὕτως II. 120 B. Sim. 139 E.—εἰ τοίνυν καὶ II. 126 A.—εἰ οὕτω tranfitus II. 144 C.—εἰ μὴ —ἀλλὰ II. 148 B.—εἴ γε εἰδείης refp. II. 150 E.—Simpl. II. 152 A.—εἰ δεῖ τὸ φαινόμενον εἰπεῖν II. 158 C.—εἴ τις οἶδεν —μάλιστ' ἂν ὁ Χίλων. f. fubaud. οὗτός ἐστι μάλιστα ὁ Χίλων II. 163 D. Simil. Ariftid. II. 44.—εἰ μὲν—εἰ δὲ μὴ II. 183 E.—εἴ γε refp. II. 198 B.—εἴ που abund. II. 216 B. —εἰ σὺ ἤμην II. 222 C.—εἴ που II. 228 E.—confund. cum ἔτι II. 1140 F. Philo Jud. Eufeb. P. E. 399 D.—οὐδ' ἂν εἴ τι γένοιτο, f. ὁτιοῦν, ut Demofth. Falf. Leg. 244 A.—εἰ χρὴ φάναι Porph. Abft. I. 57.—εἴ που elliptic. *eo confilio ut, fi fieri poteft.* Dio Chr. VII. 99 A.—εἰ μὴ affirmat. *hoc nunc etiam fit* (εἰ μὴ) *nifi etiam magis*, pro *atque adeo* Dio Chr. VII. 116 D.—Synef. 38 D.—Gatak. M. A. 151 a. F.—ὅταν—εἰ ambiguitatem parit Dio Chr. XXXI. 341 B.—εἰ μὲν—εἰ δὲ μὴ—ellip. εὖ ἂν ἔχοι Dio Chr. 460 A. Ariftid. I. 135. 190. II. 401.—εἴ ποτε ellipt. ut εἴπερ ἄρα

ut Plat. Diog. L. VII. 28.—et γένος Plato 656 C. D. 704 E. F.—κατὰ δύο εἴδη, quod fit bifariam Plato 671 A.—ὡς ἐν εἴδεσι λαβεῖν μετ' ἀριθμοῦ Plato 688 A.

εἴδω—εἰδέναι δεῖ II. 23 C.—χάριν II. 816 A. I. 793 B.—εἰδέναι I. 24 A. perperam *vidiſſe* redditur. Verte, *noſſe*, ut ap. Diog. L. I. 23. 34. Schol. Arat. p. 121. ed. Oxon. Euſtath. ad Dion. Perieg. v. 294. Eudoc. p. 84. Quare nolim cum Heynio mutare ἐπίσταται in ὑφίσταται, quamvis frequentius Heraclidi Alleg. Hom. præf. p. 26. Clem. Al. Protr. 18 A. Athen. 648 D. 673 F. Æn. Gaz. p. 77. Zach. Mityl. 195. Pauſan. I. 160. Plene Vit. Hom. §. 93. 107. 108. 111. Porph. A. N. 27. 31. Pauſan. II. 14. Cic. Off. III. 19. *novit*. Fin. II. 3. *noſſe*. Himer. 342. et Wernſd. Athen. 39 B. 100 E. Philoſtr. 702. 705. 721.—Simil. *babeo*, *celebro* II. 744 C. Philoſtr. V. S. 497. de Agathone.—ἐδεῖτο τὸν Ἀριστείδην αὐτὸν εἰδέναι, ἑτέρῳ δὲ μὴ κατειπεῖν, ut Ariſtides hoc ſolus ſciret, nec alteri diceret I. 327 E.—οἶδα καὶ ἐπίσταμαι et ſimil. Markl. Iph. T. 491.—quem ſc. malum eſſe I. 292 D.—τινα κακὸν 1062 C. ſim. 427 F.—καὶ γινώσκειν II. 59 E.—ἅπαντα εἴσῃ ἐκ τούτου II. 109 C.—τίς οἶδεν εἰ II. 117 D.—mutatur brevi ſpatio cum γινώσκειν II. 136 F.—εἰδὼς et δεδιὼς jung. II. 159 D.—Simpl. I. 146 E. 150 B. E. 154 B. 156 A. 164 A. 179 B. E. 180 C. 193 B. 194 B. C. 200 D. E. 206 D. 215 C. 217 C. 218 B. 225 B. 228 F. 232 B. 234 C.—εἰδότες καὶ γινώσκοντες II. 171 C. —οὐκ οἶδας ἀδικεῖσθαι II. 190 A.—εἴσῃ τῆς ὠνῆς II. 234 C. —οὔτε εἶδε οὔτε ἔλαβέ τι II. 97 C.—ἰδεῖν in ſomnio II. 109 C.—εἶδεν leg. οἶδεν II. 163 D.—ἰδὼν II. 144 A. 146 D. 149 E. 156 A. 161 D.—al. temp. II. 148 E. 159 D. 167 C. 175 D. 182 A. 183 A. F. 190 D. E. 191 D. 192 A. 198 A. 200 E. 208 E. 217 F. 219 A. 223 C. 225 B. 226 B. 231 B. 232 E. F. 233 A. 235 E. 236 D.—ἰδεῖν de rebus inanimatis quæ velut teſtes ſunt facti alius (ut Julian. Sol vidit) II. 324 A. oceanus.—γῆρας II. 603 B.—ἰδέσθαι κάλλιστοι I. 118 F.—εὖ γὰρ εἰδέναι χρὴ, ὅτι II. 406 F.—ἰδόντι θαῦμα hoc eſt Pauſan. 372.—οὐδεὶς εἶδεν τἀληθὲς rem ipſam nemo viderat I. 955 A.—οὐκ οἶδ' ὅπως I.

II. 957 C.—εἶμες Lac. pro ἴσμεν I. 53 B. II. 234 F.—et δοκέω I. 890 C. II. 31 A.—ἐκεῖνός ἐστιν ὁ ἐξονομάσας pro ἐξωνόμασε I. 881 B.—λιπαρὴς εἰμὶ pro λιπαρέω I. 826 E. Sim. 843 D.—ὢν οἰκεῖος pro οἰκεῖος ὢν I. 782 D.—διὰ πάντων εὐθὺς ἦν, ὡς—*erat rumor, quod* I. 740 D.—εἶναι πρός τινα I. 722 C.—ἦν ὅ τι ἐτέθραυστο I. 717 A.—*sum* et *vivo*, jocus in ambiguitate I. 701 A. Plaut. Pseudol. I. 3, 19.—ἤμην *essem* I. 671 E. 681 F. 691 B. II. 146 B. —τίς ὢν hoc facis? I. 661 E.—ἔστι τινι pro ἔνεστι I. 525 C. 987 F.—ἔστιν ὢν I. 525 F.—ἔστιν ἀκούειν τινὸς I. 441 A. —τὸ δὲ οὐκ ἦν ἄρα τοιοῦτον I. 424 A. 1051 B.—εἰσὶν οἱ λέγουσι I. 411 D.—πρὸς τῷ τυφλὸς εἶναι καὶ κωφὸς ὢν I. 394 F.—εἰμὶ vivo I. 381 D. ἔνιοι ἦσαν οἱ ἐπαινοῦντες erant quidam qui laudarent I. 381 B. 389 B. 439 C. Sim. 939 F.—εἶναι abund. τὴν προσήκουσαν ἐν ἀξιώματι τάξιν εἶναι προλαβὼν I. 381 A.—οὐκ ἔστι ποιεῖν τοῦτο βουλόμενον II. 974 E.—καὶ λέγομαι II. 981 E.—ἔστω σοι καὶ τοῦτο οὕτως II. 987 B.—ὄντα abund. II. 1037 B.—ἔστι cum genitivo II. 1047 B.—ἔστιν ὅπως, interrog. II. 1042 A.—ἔστω fac. II. 1080 A. 1092 A.—ἔστιν ἃς II. 1061 D. Sim. 69 D.—ἐν τούτοις (libris) ἅ ἐστι περὶ τέλους Latinism. II. 1091 A.—εἶναι καὶ ζῆν II. 1093 A.—πρὸς τοῖς εἰρημένοις II. 1100 E.—ἐν ἀγαθοῖς II. 1106 A.—οὐκ ἔστιν εἰπεῖν II. 1114 E. Vid. οὐκ.—εἰμὶ et μὴ ὢν εἰμὶ disting. II. 1115 D.—init. εἴη μὲν οὖν cit. Utinam I. 1 D. 1002 E. Pind. Athen. 601 C.—Theseo Herculis facta νυκτὼρ ὄνειρος ἦσαν I. 3 F.—Sinis, Procrustes Theseo πάρεργα ἦσαν I. 37 B.—ὀλίγοι τῶν ὄντων, hominum I. 38 A. II. 1059 C.—οἱ λόγοι ἦσαν ᾠδαὶ I. 41 D. 112 B.—εἴη δ' ἂν καὶ τὸ I. 42 F.—ἔστιν ὅτε I. 67 A. 71 B. 732 E. 948 F. II. 62 C.—ᾖ I. 399 E.—ἤμην eram I. 94 D.—ἦν δ' ἄρα τὸ I. 98 D. 133 C. II. 407 E. Vid. τό.—Abund. τὸ ἐπὶ τούτοις εἶναι, quantum in istis erat, Markl. Lys. p. 482 Reisk.—ἦμεν κατὰ τοῦτον τὸν τόπον προϊόντες II. 397 F.—ἦν δὲ τοιόνδε I. 177 E.—ἦν πολλὰ sc. αὐτῷ possidebat multa I. 257 A.—τινί τι sum cui cibus, pro præbeo I. 288 B.—εἰμὶ κατά τινα currendo veni ad eum locum quo is est I. 289 C.—ἦν λαβεῖν I. 332 F. Sim. 914 C.—Catonis δοκεῖ μοι μὴ εἶναι Καρχηδόνα, de-

I. 245.—ἐστιν ἢ I. 531.—ἐστιν ἀκούειν init. id. I. 436.—εἶναι abund. Hemsterh. Luc. 98.—εἰμὶ τῶν ἐμαυτοῦ λογισμῶν I. 933 A.—ἔστι τινι τι I. 957 B.—ἔστιν οὕστινας λόγους efferre I. 962 C.—ἦν δέ τις init. transit. I. 988 D. 993 D. 1007 E.—εἷς es I. 1019 E.—ἦν δὲ τοιαῦτα transitus I. 1025 C. Sim. II. 123 E. τὸ νῦν εἶναι abund. Galen. Protr. T. II. 10 D.—εἰσιν οἱ χαριζόμενοι pro χαρίζονται II. 4 D.—παντὸς εἰσὶ κατιδεῖν quisque videre hæc potest II. 19 D.—particip. ὢν abund. plane, et omiss. a quibusdam codd. II. 38 C.—πρὸ τὸ μανθάνειν εἶναι II. 47 E.—ἐστιν ὁρᾶν II. 58 C.—ἰδεῖν 60 C.—ἀληθέστερον ἦν εἰπεῖν ὅτι II. 61 C.—ἔστι γὰρ συνηγορῶν II. 62 B. ita mſ. D. Vulg. γὰρ ὁ σ.—ἐστὶ ἐν τῷ συνδιαπορεῖν, al. ἔστη II. 63 B.—ἐστι γενόμενον pro γεγένηται II. 76 E.—ἔστι δ' ἃ II. 87 A.

εἶμι ἐπί τι II. 667 E. ἰτέον II. 980 A. Plato 695 F. Bibl. Crit. XII.—τινὶ διὰ μάχης I. 288 D.—συνῆσαν pro συνῄεσαν (et alia tempora similia verbo εἰμὶ *ſum*—vid. in Compositis et Decompositis) I. 656 E.—inf. εἶναι pro ἰέναι I. 1004 A. pro περιεῖναι II. 660 B. 680 D. 817 D. 927B.—ἐπί τι in disp. II. 62 B. Sim. Plato 608 G. 639 H. 654 C. 699 C. 794 F. Aristid. I. 57. II. 73.—ἐγγυτάτω τινος ὁμοιότητι Plato 643 C.—ἴτω hoc in disp. Plato 646 D.—εἶμι εἰς σκέψιν Plato 652 G.—ἴτω ἀναγκάζων periphr. pro ἀναγκαζέτω Plato 659 C. 665 E.—ἰέναι ἐπὶ πᾶσαν κακίαν Plato 663 C.—ἂν ἴῃ ἐπὶ νοῦν Plato 664 E.—ἴτω θύσων Plato 674 E.—πρὸς τέχνην Plato 698 A.—ἴωμεν δὴ Plato 699 F.

εἵνεκεν II. 660 A. εἵνεκα I. 532 F.

εἰνόδιος Arat. II. 998 A.

εἶξις II. 1122 C.

εἴπερ ἄρα v. n. ad. II. 113 A.—εἴπερ ποτε Aristid. I. 312. 542.—ποῦ, κἀνταῦθα I. 537. II. 202.

εἴ ποθεν Aristid. I. 540.

εἴπω simpl. II. 143 E. 147 C. 149 D. 150 D. 151 D. 156 A. 157 A. B. C. 162 A. 165 E. 166 B. 168 E. 169 F.—μεγάλα II. 743 D.—ῥᾷστον εἰπεῖν corrupt. II. 152 F.—εἰπόντες cum orationem habuerunt II. 132 C.—τὸ σύμπαν εἰπεῖν II. 120 A.—εἴποιμι II. 114 C.—εἴπας particip. II.

1029 C.—εἴρων συνάπτω ὅλον σύνταγμα, edisco Dio Chryf. XVIII. 259 A.—poëfin compono, totum librum Dio Chr. 440.—εἰρομένη λέξις Turneb. ad Cic. Leg. I. 1. p. 257. ed. Davif.—Si hoc diximus, tum εἰρήκαμεν, nil amplius dicere habemus Ariftid. I. 51.

εἴρων opponitur ἀλάζονι II. 618 E.—ἡ κόλαξ II. 44 D.

εἰρωνεία I. 180 C. 243 B. 419 D. 635 A. 803 E. 806 C. 896 F.—Vit. Hom. §. 68—70.—καὶ χλεύη Dio Chryf. XXXI. 319 C.

εἰρωνεύομαι II. 199 E. 236 C. 999 D. I. 430 F. 509 F. 1019 E. Dio Chr. 390 B.

εἰρωνικὸς deceptor Plato 674 B.

εἰς—εἰς καπήλου II. 643 C. εἰς θεοῦ II. 109 A.—εἰς τὰ βασίλεια I. 505 F.—εἰς σάρκα pro ἐν σαρκὶ II. 786 C.—εἰς γῆρας pro ἐν γήραϊ I. 449 A. Sic 536 A.—εἰς τὴν ὑστεραίαν I. 438 A.—εἴς τι quem διαφθείρω I. 459 F.—τινα τι κατακηρύσσω, cui adjudico rem vendendam I. 477 A.—εἴς τι φέρει ἡ ὄψις fomnii I. 506 E.—quem σκώπτω I. 528 A.—εἴς τι λέγειν in hanc rem dicere II. 40 A. 651 A. I. 210 A.—τόπον προσμίγνυμι I. 534 C.—εἴς τι ἐπιχειρεῖν II. 40 D. 690 F.—μαλακιᾶν ægrotare II. 559 E.—κατηγορεῖν τινα II. 60 D.—εἰς τὸ σῶμα ἐφόδιον λαβεῖν I. 540 D. —εἰς τὴν ἡμέραν certam portionem accipere, in quamvis diem I. 542 B. Sim. 550 C.—εἰς τὴν κρίσιν ἀπολλύντες ἑαυτοὺς II. 49 E. ubi v. n.—οὐ μικρόν ἐστιν εἰς τοῦτο II. 456 A.—δανείζειν cui εἰς certum tempus I. 544 B.—μεταβολὴ magna εἰς βίον, quod ad II. 551 E.—εἰς τὴν θάλασσαν verfus mare I. 549 A.—εἴς τι laudari vel vituperari II. 187 B. 575 D. 633 B.D. 635 A. 833 C. I. 243 A. 524 A. 639 C. Thuc. VIII. 88. Duk.—εἰς τὸ μὴ δεῖσθαι τινος παραγενέσθαι II. 611 C. 159 E.—εἴς τι αἰνίττεσθαι II. 685 E.—εἰς τὸ ἡδὺ καταναλίσκειν τὸ χρήσιμον II. 692 C.—εἴς τι ἐπιχειρεῖν II. 724 D.—τὸ κοινὸν quid dicere I. 550 E.—δύναμις εἴς τι II. 724 D.—εἰς ἥμισυ τῶν ἐκπωμάτων abftulit II. 762 C.—εἴς τι quod ad hoc attinet II. 811 C.—perfectus I. 480 A.—εἰς ἄμιδας καταχωνεύεται ftatua II. 820 E.—ἐπίφθονον εἴς τι II. 823 C.—εἰς γέλωτα τίθεσθαί τι II. 826 C. —εἰς ἡμᾶς quid fervatum eft II. 842 E.—εἰς Μαραθῶνα βο-

—εἰς πυρὰν σφάττειν bovem I. 332 B.—εἰς λόγον 360 talentorum *ad ſummam* I. 333 D.—εἰς φέρνην cui quid dare I. 335 E.—εἰς τὸν μῆνα ſumtus I. 339 C.—ἔρχεταί τι εἰς ἐμὲ accipio quid I. 342 A.—εἰς ἀρετὴν opus artificis I. 348 C.—ἀνὴρ ἐπιφανὴς εἰς τὴν σύγκλητον ἑρμηνεύει τι, ad utrum referendum? f. ad ἑρμηνεύει I. 349 F.—εἰς τοὔπιὸν στρατηγῶν proximo anno cum prætor eſſet I. 366 D.—venit εἰς τοὺς Ἀχαιοὺς ad Achæos I. 359 E. Sim. Theſſal. opp. Galen. I. 3 D.—εἴς τι λεγόμενον de qua re I. 375 A.—εἰς Δελφοὺς Delphis I. 376 B.—εἴς τινα εὐεργεσία I. 381 E.—εἴς τι exemplum I. 406 A.—ἐπιχείρησις inquiſitio I. 406 E.—τινα εἰσέρχεσθαι ad quem I. 408 B.—τι καθαρὸς I. 418 C.—ἀποφαίνεσθαι εἴς τι *de re* ſtatuere I. 422 E.—εἰς ſuperſtitionem εὐάλωτος I. 573 D.—εἴς τι propter quid I. 573 B.—εἰς ἑαυτὸν ὁρκίζειν ὅρκον I. 590 D. num ſignif. I. 598 E. 702 A.—εἰς locum adeſſe I. 613 A.—εἰς τὸ πλῆθος εἰσέρχεσθαι I. 612 F. 598 E.—εἰς τὰ ἄλλα ceteroquin I. 640 A.—εἰς milites datur pecunia I. 642 F.—εἴς τι tempus I. 644 E. bis. 646 D. 649 C. 651 A. 735 A. 737 A.—λόγος εἰς ἐμὲ ἥκει defertur ad me ſermo I. 654 D.—εἴς τι κυριώτατος I. 663 B.—εἴς τι vituperatio I. 663 E. 975 C.—εἴς τι καταναλίσκεσθαι I. 667 A.—pro ἔν τινι loco I. 669 E.—εἰς τὸ μέλλον ἄρχων, magiſtratus deſignatus in ſequentem annum I. 672 A.—εἰς μέσας νύκτας finitur pugna I. 716 E.—habere quid εἴς το χρέος, utrum tanquam debiti pretium, an ad aliquem uſum I. 730 F.—τρίτην ſc. diem I. 751 F.—εἴς τι quam vituperare I. 755 E. Sim. 836 F. 873 D.—εἰς ἀργύριον συνάγω hereditatem I. 762 D.—εἴς τινα ἥκει hereditas I. 764 B.—εἰς οἶκον pro οἴκαδε I. 767 D.—εἰς χάριν τινὸς I. 773 C.—εἰς νόμον ὀμνύω I. 775 A.—εἰς πενταετίαν I. 775 E.—εἰς brachium vulnerari I. 779 B.—εἴς τι tempus I. 780 D. 832 A. C.—εἴς τι λέγειν de aliqua re I. 796 A.—locum βοηθεῖν I. 814 B.—εἰς ἐκεῖνο καιροῦ συμπεραίνω τι I. 854 C.—ἐπίδηλον εἰς δόξαν I. 863 E.—εἰς ἑκάτερον ἐπιχειρεῖν I. 871 A.—εἴς τι κατεπτωχεῦσθαι I. 866 A.—εἰς τὴν ὑπόθεσιν γυμνάζω τὸν λόγον I. 873 C.—liber ſcriptus εἰς τὸν Ἀκαδημαϊκὸν τρόπον I. 886 C.—εἰς τὸ χρειῶδες f. utilitatis cauſſa I. 886 D.—εἰς

—εἰς Κέρκυραν filium ἀποκηρύττειν Diog. L. I. 95. ut in Act. Apost. in Ægyptum aliquem vendere.—τὸ συμβαῖνον εἰς τοὺς πολλοὺς, quod vulgo fit, quod vulgus facere folet Jambl. V. P. 201.—σκώπτειν τινα εἰς λίχνον ἢ φιλάργυρον pro εἰς λιχνείαν cet. Dio Chr. 610 C.—εἴς τινας ὀγδοήκοντα σταδίους ἡ πόλις ἀπέχει τῆς θαλάττης Plato Legg. IV. init. 596 A.—δίκην εἰς τὴν ἀξίαν τοῦ τελευτήσαντος ὑποσχέτω διπλῆν in duplum folvat Plato 656 G.—εἰς ἓν γενέσθαι unum fieri ib. 694 C.—νόμον τι θέσθαι Plato 703 B.—ἥκει τὰ πράγματα τοῖς Ἕλλησι εἰς τὰς ναῦς, falus in navibus pofita eft Ariftid. I. 132. τό γ' εἰς ἀνθρώπους ἐλθὸν, quantum ad humanas vires pertinet Ariftid. I. 149.—εἰς κάλλος ζῆν Ariftid. 246.—εἴς τι bonum effe, valere ad quid ib. 334. —εἰς τραγῳδίαν ἔνδοξος II. 410.—εἰς μάτην II. 417.—εἰς κέρδος mihi quid eft I. 507.—εἰς κάλλος βιοῦν I. 508.—ἀνήλισκον—εἰς τὸν εἰς τοὺς στρατιώτας μισθὸν Ifocr. 174. ed. Parif. εἰς τοὺς Ἕλληνας παρέχειν ἑαυτὸν Plato 194. (Ariftid. II. 291.) 209 A.—εἰς λέοντα θυμοῦται cet. ὡς λέων—Philoft. 595. Himer. 744. Conon. Narrat. Phot. Hœfchel. XXXI. Propert. IV. 11, 82. Tacit. A. I. 57. II. 16. ubi vid. Gronov. 39. Eunap. 53.

εἷς—cum τις per tmefin II. 321 B.—εἰς ἓν ἔρχεσθαι I. 216 D.—ἓν λόγος ἁπάντων II. 673 D.—εἰς ἓν συνάγω τι I. 530 E.—οὐ καθ' ἓν quid laudare II. 966 E.—οὐ μιᾶς ἀρετῆς, non unius tantum virtutis II. 970 E. fimil. 979 B.—εἷς οὐκ ἔστι pro οὐδείς ἐστι II. 975 B.—ἓν ἢ δεύτερον II. 1067 D.—ἕνα ἢ τρεῖς II. 1067 D.—εἷς γίνεται Jupiter per combuftionem mundi II. 1065 B.—εἷς τινὶ pro ὁ αὐτός τινι idem atque alius II. 1089 A.—ἓν phil. II. 1114 A. D. E. —μία debet effe civitas I. 71 C. 161 A.—ἐφ' ἑνὸς μένειν II. 430 F.—Simpl. pro τις I. 174 A. 543 B. C.—μία τῶν πολλῶν I. 203 B.—καθ' ἕνα I. 206 A. 405 C. 515 F. 792 F. 883 C. 963 D.—ἓν καλὸν unum maxime honeftum I. 209 B.—poteftas εἰς ἓν συνελθοῦσα καὶ μία γενομένη I. 643 F.—εἰς ἓν συνέρχεσθαι I. 653 E.—εἷς συνάρχων pro τῶν συναρχόντων I. 766 E.—εἰς ἓν colligo quid I. 801 B.—περὶ ἑνὸς ἀνθρώπου ὡς εἷς ἄνθρωπος ἡ πόλις θορυβεῖσθε Hippocr. Ep. ad Abder. 13 E. Mox p. 15 D. ὡς μιῇ ψυχῇ συννοσέειν.—καὶ

εἰσάγω II. 62 E. 133 A. 148 C. 175 A. 711 B. I. 55 E. 692 E.—οἱ εἰσαγόμενοι an λόγοι? Chryſ. II. 1036 A.—diſcipuli Galen. T. I. 36 C. D. E. 40 C. 49 A. 50 E.—conf. II. 15 C. 16 A.—λόγον εἰς δικαστήριον Metaph. II. 826 A.—λόγους II. 152 E.—paſſ. in judicium II. 834 E. 846 A.—ſtatuo in doctrina II. 884 D. 904 D. 1041 E. 1080 C. 420 C.—ſimpl. Math. II. 1019 B.—uxor in domum mariti I. 26 D.—mercator I. 90 D. 209 A.—ad regem I. 125 E. 126 B.—δίκη I. 148 B.—muſica in convivium II. 1146 F.—triumphum I. 310 E. 643 B.—γραφὴ I. 897 A.—quid in remp. I. 866 D.—ται lex I. 872 C.—navis frumentum εἰσάγει I. 904 E.—δίκας φόνου contra quem I. 996 D.—ω intro in ſcenam I. 1053 D.—in domum II. 227 C. Sim. 239 F.—μαι μαρτὺς II. 206 A.—drama et hiſtriones Plato 639 D.—externas merces Plato 650 B.—δίκην Plato 673 F. 674 G. 689 D.—μαι in judic. Plato 676 B. 680 G. 681 D. 683 D. 686 E. 688 B. 690 E. 691 E. G.

εἰσαγωγεὺς Plato 618 A. Ariſtid. I. 10.

εἰσαγωγὴ II. 43 F. ubi v. n.—externarum rerum Plato 650 C.—δίκης Plato 652 G. 659 C.

εἰσαγώγιμος σωτηρία Eurip. II. 713 D. Plato 650 B. C.

εἰσακούω τινὸς pro ὑπακούω II. 442 C. I. 193 B. 821 A. 971 C. Plato 704 B.

εἰσάλλομαι I. 814 D.

εἰσάμενος quum ſtatuiſſet I. 7 E. 123 A. (Valck. Hippol. 31. Kuſter. Ariſtoph. Av. 873.) I. 383 B. Anthol. III. 5, 6.

εἰσάπαξ Ariſtid. I. 510. II. 304. Syneſ. 123 D.

εἰσάττω Ariſtid. I. 313.

εἰσαῦθις et εὐθὺς oppon. II. 131 E.—Plato 698 B. Himer. 638.

εἰσαύριον II. 127 B.

εἰσαφικνέομαι—Sophocl. II. 745 F. Plato 650 D. Ariſtid. I. 182. 201. 267. 515. 547. II. 303. Himer. 636.—I. 2 C. τινὸς Dio Chr. XIX. 260 D.

εἰσβιάζομαι εἰς ὄνομα II. 750 B. I. 59 F.—εἴς τι I. 369 D. 924 D. Ariſtid. I. 103.—I. 489 C. 833 A.

214 A. 219 C. 228 E.—II. 702 D.—Iron. II. 58 E. 166 E. 167 D. 175 D. 204 B. 241 B. 784 F. 785 B. 1103 F. 1123 C. I. 466 C. 518 D. 791 C.—corrigend. pro οὕτω Xen. Symp. 913.—εἶτα μέντοι tum vero II. 650 A. 150 A.—poſt participium abundat II. 653 C. I. 615 F.—plane abundat II. 656 A.—εἶτα οὗτοι μὲν—ἡμεῖς δὲ II. 710 D.—εἶτα τί παθόντες, ὦ πρὸς Διὸς, εἶτα cet. II. 722 C. —εἶτα ὦ πρὸς αὐτῆς τῆς σελήνης II. 935 C.—εἶτα τι ἄλλο πράττομεν II. 1073 B.—εἶτα οὐ δεινὸν II. 1066 C. Repon. Alex. Stob. 387, 42.—εἶτα οὐκ ἔλεγες ὅτι II. 1086 E. Sim. 4 D.—εἶθ' οὕτως in apodoſi II. 69 C. Hoogeveen 384. II. 379 A. ubi v. n.—poſt πρῶτον II. 151 A.

εἴτε ῥεῦμα δεῖ προσαγορεύειν, εἴτε II. 626 C. Dio Chr. 443 D. 445 B.—ἄρα—εἴτε II. 681 B.—τὴν εἴτε ἀπονίαν εἴτε ἡδονὴν μεταίροντες II. 1089 D.—εἴτε—εἴτε δόξαν ἄλλως I. 103 E. —εἴτε οὖν—εἴτε I. 150 A.—τὴν δὲ, εἴτε Τουτούλαν, εἴτε Φιλωτίδα, παραινέσαι Lat. I. 146 B.—δὴ I. 457 B.—pro εἰ *an* I. 710 A.—εἴτε γὰρ optat. I. 907 C.—εἴτε—εἴτε categorice I. 1011 C.—τῆς εἴτε ἐπαφροδισίαν αὐτὴν εἴθ' ὅτι δήποτε χρὴ καλεῖν Dio Chr. 463 D.—εἴτε καὶ Plato 649 E. abund.—εἴτε—εἴτε—εἴτε ὅπη, εἴτε ὅπως Plato 670 B. C.—εἴτ' οὖν ἐν δίκῃ εἴτε καὶ μὴ Plato 681 F.—εἴτε—εἴτ' οὖν Plato 683 F. —εἴτε—εἴτε—εἴτε—εἴτε ὅπως ποτε πέφυκε Plato 695 G.—εἴτε καὶ δείσαντες χρὴ λέγειν abund. Ariſtid. I. 257.

ἐκ—ἐκ παλαιοῦ pro ἔκπαλαι I. 260 E.—ἐκ τότε I. 730 F.—ἐκ τινος τίκτει mulier I. 731 E.—γυναικὸς pater ſio I. 751 C.—ἐκ παιδίου I. 759 D.—παίδων I. 767 D. 1061 C.—σπουδῆς pro σπουδῇ I. 829 A.—γνώμης Πομπηΐου e ſententia P. Lat. I. 768 E.—ἐκ γειτόνων II. 48 C.—bis ἐκ παλαιοῦ χρόνου, ἐκ πολλῶν ἐτῶν Ariſtot. II. 115 C.—ἐκ διαφορᾶς II. 462 C.—ἐκ τινῶν ἐνυπνίων monitu II. 579 E. 16 C. 146 D. 168 F.—νόσου poſt, propter I. 591 F.—πότου καθεύδειν II. 623 E.—τοῦ ἀργυρίου quid emere II. 668 A.—ἀναλαμβάνειν ἐκ δείπνων f. venientem II. 686 A.—ἐκ δαπάνης et παρασκευῆς II. 686 D.—ἐκ πώγωνος σοφιστὰς βαρὺ φθεγγομένους f. εὔπωγ. II. 709 B.—αὐλὸν ἐκ συμποσίου φεύγειν II. 710 E. —ἐκ μὴ ὄντος quid fieri nequit II. 731 D.—μειράκιον ἐκ χλαμύδος II. 752 F.—τῆς ἐναντίας μέριδος τινὶ πολιτεύεσθαι

ἐκθεραπεύω I. 96 C. 1062 A.
ἐκθερίζω Eurip. II. 104 B.
ἐκθερμαίνω τὸν τῆς ψυχῆς εὐρῶτα II. 48 D.—paſſ. ſimpl. II. 694 D.—ω animum alicujus I. 414 D.
ἔκθεσις I. 21 E. II. 27 D.
ἔκθεσμος I. 723 F.
ἐκθέω I. 22 A.—θεῖ βέλος I. 307 A.
ἐκθηράω I. 567 C. 632 E.
ἐκθηρεύω I. 564 A.
ἐκθλίβω v. n. ad II. 76 E.
ἔκθλιψις II. 966 A.
ἐκθνήσκω II. 563 D. 54 C. Dio Chr. IX. 139 B. θνήσκω δέει.
ἐκθρώσκω II. 735 B.
ἔκθυμος fortis I. 818 B.—I. 260 D. 301 E. 403 D. 489 F. 605 E. 747 D.
ἐκθύσιμος II. 518 B.
ἔκθυσις ita leg. I. 314 D. Porphyr. Euſ. P. E. V. 199 A.
ἐκθύω v. n. ad II. 149 D.
ἐκκαθαίρειν λογισμὸν v. n. ad II. 64 F.—κηλῖδας e veſte II. 696 D.—paſſ. II. 718 E.—dentes II. 976 B.—Med. argumentum, ut Lat. *perpurgare* I. 1 C. Plato 572 B.—ω ſimpl. II. 130 B.—foſſam I. 414 E.—arma I. 510 A.—litem I. 611 E.—ται animus inſtitutione I. 962 D. Sim. II. 42 C. Jambl. V. P. 109.—ὕβριν II. 67 E.
ἑκκαιδεκέτης II. 754 E.
ἑκκαιδεκήρης I. 271 B. 897 F. 910 B.
ἐκκαίω II. 687 A.—μαι ira I. 830 D.—paſſ. bellum II. 855 F. I. 169 F. 613 C. 662 D. 890 F.—amorem I. 164 A. Porph. Abſt. II. 40.—ὀργὴν I. 178 C. Sim. II. 72 E.—certamen I. 682 F.—quem ambitione I. 796 B. Sim. 987 D.—πόθῳ Himer. 216.
ἐκκαλέομαι II. 333 E. 984 B. I. 131 D.—provoco in judicio II. 493 B. 178 F.—φωνὴν ab aliquo II. 512 B.—differt a γεννάω II. 642 C.—I. 141 B. 152 E. 341 C. 955 A. 988 A. 1055 A.
ἐκκαλύπτω II. 744 D. I. 326 D. 450 E. 784 B.—τινα πρός τινα I. 1018 D.—med. ται moribundus I. 162 C.—med. I. 859 E.

175.—ἐξειλοχὼς Arist. II. 381.—πληγὰς accipio id. II. 394.—vectigal T. Hemsterh. Lucian. 505.

ἐκλείπω—τινος II. 851 A.—II. 1116 F. I. 97 F. 139 F. 130 C. 136 A. 155 D. 172 D.—pulli prodeunt II. 982 C. vid. Ἐκλέπω.—Sol vel luna II. 931 F. 932 C. D. E. 933 A. 934 C. I. 171 C. (Duker. Thuc. VII. 50.—) 256 C. 538 D. 539 A. 605 B. 967 A.—ἐξελείφθη pro ἐξέλιπε I. 1023 D.—πω τι I. 934 E.—obliviscor I. 927 F.—ει moriens I. 690 B. 755 E. II. 111 D.—neutre I. 634 E.—ἐκλελοιπὼς mortuus I. 391 C.—pass. ἔθος ἐκλειφθὲν deficiens II. 620 A. I. 210 C.—τὸν βίον II. 107 E. 223 C. 234 E.—deliquium animi patior II. 674 A. 984 E. I. 647 C.—τὸ ἐκλεῖπον II. 687 E. 688 A.—ἐκλείπει τι II. 733 D. 965 D. Markl. Eurip. Suppl. 553. II. 434 C. 402 C. 1052 A.—ει φύλαξ II. 752 A.—ω τι amitto II. 792 D. I. 307 E. 610 A. 779 F.—εται oraculum deficit I. 286 B.—τὸ ζῆν II. 216 C.—ει luna II. 169 A.—urbem II. 205 C.—simpl. in militia *non adsum* Plato 686 E.

ἐκλειπτικὸς—ὸν πάθος lunæ II. 923 A.—de sole vel luna II. 145 C. 932 A. 933 E. 1028 D. I. 24 A. 264 B. 968 A.

ἔκλειψις II. 689 E. 946 B. 411 E.—solis vel lunæ II. 931 D. E. F. 932 A. B. C. D. E. 933 A. 934 A. Duker. Thuc. VII. 50.—scripti I. 89 A.—oraculi II. 431 A. 433 F.—interitus I. 968 A.

ἔκλεκτος id. quod ἔκκριτος. Vid. Plato 685 E. 688 B. F. 690 B. 692 B.

ἔκλευκος II. 292 C.

ἐκλιπαίνω I. 417 F.

ἐκλιπαρέω I. 114 B. 445 F. oppon. λιπαρέω II. 198 F.—pro simplici ponit male Diog. L. IV. 7.

ἐκλογεὺς Aristid. I. 343.

ἐκλογὴ II. 772 A. 1069 A. C. D. 1071 A. E. 1072 C. D. E.

ἐκλογίζομαι II. 168 B. 729 C. I. 105 A. 553 E.

ἐκλογισμὸς I. 543 D. 777 A. 1070 D. ἐκ delendum.

ἔκλυρος II. 699 A. Eupolis.

—ω τῆς φιλοσοφίας II. 47 C. 52 D.—ει λαμπρὰ φλὸξ I. 1071 C.—ω privor I. 1052 B.—ει navis in littus I. 974 A.—ω τινὸς ὑπό τινος I. 836 D.—καὶ στέρομαι τινὸς I. 834 E.—repellor I. 813 F. 814 E.—ει φήμη I. 807 A.—in affectum I. 790 D. Sim. 827 B.—φυγῇ in exilium I. 775 A.—ω in vitium I. 771 E.—ει uxor τῆς οἴκου dimittitur divortio I. 770 E.—τῆς πόλεως abeo I. 769 E.—ει τὰ πράγματα εἰς μοναρχίαν I. 721 E.—ει os vulnere I. 690 F. 691 D.—εἰς θράσος I. 650 A.—ει λαμπρὸν πνεῦμα I. 147 A. —ει τι εἴς τι mutatur quid in quid Thuc. VII. 50.—equo I. 175 B.—in pugna, f. leg. fimpl. πίπτω I. 175 C. —τῶν λογισμῶν I. 177 B. 663 E. 918 D.—idem ac ἐμπίπτω I. 191 B. 390 B.—excedo I. 184 D.—τινὸς ars, e ftudiis excidit I. 192 F.—ει ira, fedatur penitus I. 222 F.—evado I. 213 G.—repulfam ferre I. 234 E. 408 A. 569 F. 707 E. 742 F. 783 F. 839 E. 866 C.—ει δάκρυα I. 282 D. II. 84 D. f. leg. pro ἐμπ.—τινος I. 305 E.—equus Simpl. *exit* I. 288 B.—τῆς ὁδοῦ I. 343 C. 561 D. —defero quid I. 349 E. 663 C.—τω διώκων I. 362 D.—in terram in fluctu I. 392 C.—τοῦ φρονεῖν I. 393 C.—ῥεῦμα ex fluvio I. 383 F.—ἐλπίδων I. 400 A.—ejicior I. 404 F. 1003 E.—βουλῆς e fenatu ejicior I. 408 B.—τοῦ δράματος metaph. I. 448 E.—τῆς πόλεως I. 454 C.—τινὸς privor I. 478 C. 957 D.—χάριτος, ὀργῆς dimitto iram, gratiam I. 547 C.—κλῆρος I. 552 D.—ει μοι φωνὴ I. 555 A.—ω τινὸς ὑπό τινος I. 580 E. 891 E.—τοῦ θράσους I. 610 E.—θέας non videre quid I. 642 D.—in concione, f. fenatu I. 643 D. 848 F.—et ἐμπίπτω opp. excido ex virtute, incido in vitium II. 6 C.—f. leg. pro ἐμπίπτω excido fc. ex inftituto curfu, defatigor II. 9 B.—falfus amicus, ut χολὴ, opp. ἐκβάλλω II. 94 D.—εἴς τινα παροινίαν, pro ἐμπ. II. 120 B.—Simpl. II. 162 A. 163 C. τῶν Ἀθηναίων pro τῶν Ἀθηνῶν II. 185 E.—cum gen. II. 276 D.—e loco expellor II. 226 C.—κατὰ θάλατταν προσχωρῶν Plato 657 C.—ει locus accufatoris Ariftid. I. 472.—ω τινος careo quo Ariftid. II. 114.—ει μοι ψῆφος eligor, probor ib. 114.—et συνεκπίπτω fuffragium cui do ib. 219.

ἔκπλεως I. 680 E. 931 B.—Jambl. V. P. 21.

II. 127 A.—σθαι navi in locum I. 918 B.—σθαι in jocum I. 886 D.—τινι τι denuncio cui quid I. 821 D.—ει ingenium quid I. 812 B.—ει me res in furorem I. 795 E.—ω habeo I. 743 B.—ω παράγγελμα I. 683 E.—ει me affectus ad suspicionem I. 682 B.—quid εἰς μέσον I. 648 A.—λόγους profero I. 650 A. II. 17 C.—vulgo I. 606 F. 646 D. 668 B. 725 E. II. 229 F.—ει με ζῆλος in odium I. 547 A.—ω λόγον in populum I. 526 B.—ει deus χρησμὸν I. 490 F.—μαι τι deporto I. 132 C.—med. γένος procreare posteritatem I. 174 B.—σθαι in viam I. 184 D.—invidia I. 187 F.—σθαι τὰ ὅπλα I. 198 C.—ω I. 423 C. profero I. 214 B.—decretum I. 216 A. 227 E. 427 E.—ει quid natura I. 237 C. 253 B.—σθαι πρὸς ὀργὴν I. 237 F. Sim. 999 E.—ει locus quid I. 287 B.—λόγους dico I. 309 D.—ει me τοῦτο θυμῷ I. 315 A.—ὁ θυμὸς I. 317 E.—ὄστρακον I. 322 D.—γῆρας τοσοῦτον I. 425 B.

ἐκφεύγω—ει με τι II. 982 E. 991 D. 1076 B.—II. 1013 C.—φεύγων I. 317 B.—πλοῦτος ἀμελούμενος f. ex Soph. Œd. T. I. 162 A.—quem I. 377 D.—τὸ δοκεῖν Plato 697 C.—proverbium I. 476 E.—ει τι e manibus cadit I. 555 B.—me dictum I. 644 B. Sim. II. 30 D. 38 F. Plato 649 E.—me ὁ τῶν πράξεων καιρὸς I. 956 E.—ω μοῖραν II. 117 E.—Simpl. II. 134 D. E.—γω calamitatem Plato 644 C. τοῦτο οὐκ ἐκφεύγει δεῖγμα εἶναι φιλανθρωπίας Aristid. I. 115. Sim. 185.—ει τι τὸν καιρὸν Aristid. I. 147.

ἐκφλαυρίζω τι I. 367 C.

ἐκφλέγω—μαι τὴν διάνοιαν II. 766 A.

ἐκφλυαρίζω τι II. 680 C. I. 581 F. 650 A.

ἐκφοβέω I. 427 D. 697 E. 759 E. 914 B.

ἔκφοβος I. 178 A.

ἐκφοιτάω I. 41 B. 1044 A. Jambl. V. P. 227. Aristid. I. 113. 390.

ἐκφορὰ elatio funeris I. 81 C. 276 A. 626 D. 709 C. 830 E. 993 A. II. 187 D. 196 E. Plato 688 D. 693 A.—ὰν facere alicujus rei ex loco II. 660 A.—gramm. II. 1112 E.—exportatio e domo II. 660 A. Hemsterh. Arist. Plut. p. 360.

ἐκφορέω I. 310 C. Dio Chr. VIII. 137 C.

ἀ αἰτία I. 474 E. II. 57 B.—calamitas I. 528 F. Sim. II. 56 D.—navis I. 571 E.—ὸς ſpe, bono ſenſu I. 613 A. —οἱ milites in muro I. 652 D. 978 A.—parvus, exiguus, I. 685 D. II. 127 A.—res parva, et facilis ſubditis ad ferendum I. 896 E.—ὸν βέλος I. 1003 B.—ότερος καὶ ἡδίων γίνομαι, depoſito morbo II. 42 B. Sim. 106 B.—homo, oppon. gravi moribus II. 44 C. 71 E.—ἔπαινος exigua laudatio, bonò ſenſu, paululum laudare quem II. 72 B. —καὶ ποδώκης II. 179 D.—τὰ καὶ ἐπιπόλαια diſciplinæ Porphyr. V. P. 53.

ἐλαφρῶς II. 100 D. 117 D. 134 A. 175 A. 468 E. 616 D. 793 B. I. 55 A. 215 A.—θεῖν I. 969 A.—ῶς quid ferre tolerare II. 50 B.

ἐλάχιστος Epicur. atomis declinat ἐπὶ τοὐλάχιστον II. 964 C. —terminus proportionis II. 1019 D.E.F. 1020 A. 1021 F.—α μέρη σώματος II. 1080 D. 1081 C.—et πλεῖστοι, qui plurimum et minimum dicunt I. 171 E.—παρ' ἐλάχιστον I. 663 F.—α φροντίζω τινὸς I. 738 A. II. 80 D.—τοὐλάχιστον ad minimum I. 865 C.—ος ἐστι λόγος τινι τινος I. 877 A.—οὐκ II. 9 F. 12 D.—II. 174 B. 208 E.—ἐλαχιστότερος, μειζότατος ſolœc. Sext. Emp. 627.

ἐλεγεία ἡ I. 82 C. 92 A. 481 B. C. II. 106 B.

ἐλεγεῖον II. 217 F. 870 E. 872 E. 1132 C. 1134 A. bis. 1141 A. I. 82 C. 116 A. 251 D. 400 D. 1033 C.

ἐλεγκτικὸς oppon. φιλονείκῳ II. 832 C. 999 F. I. 154 A.

ἔλεγοι οἱ II. 1132 C.

ἔλεγχος II. 43 C. 46 E. 53 B. 56 A. 59 B. 63 E. 81 B. C. 91 C. 994 C. 1077 F. 1115 C. 1117 E. I. 326 D. 344 D. 358 B. 385 E. 692 F. 999 E.—εἰς ἔλεγχον res venit I. 839 C.—εἰς ἔλεγχον τινος ἔρχεσθαι metaphor. Philem. Stob. 529.—Plato 666 E.

ἐλέγχω I. 319 A. II. 656 D. 672 A.—redarguo II. 46 D. 47 A. 49 D. 53 A. 58 A. 66 A. 71 C. 72 A. 89 C. 94 C. I. 608 C.—oſtendo, manifeſtum reddo II. 706 A. Plato 688 A. 694 H. 704 F.—priorem vitam II. 783 C. —ω καὶ μαι II. 46 C.—et ἐξελέγχω v. n. ad II. 176 E.— ἐμαυτὸν II. 76 A.—οὐκ ἐλέγχω cujus dictum II. 41 A.— infirmitatem cujus oſtendo, v. n. ad II. 220 E. Nicoſt.

ἑλκώδης quis fit crebra ira II. 454 B. (conf. Jambl. V. P. 101.) II. 167 B.

ἕλκωσις II. 769 E.

ἑλκωτικὸς II. 854 C.

Ἑλλαδικὸς II. 676 B.

ἐλλάμπω—εἰ μοι τι II. 589 B.—oculo quid II. 40 D.

ἔλλαμψις II. 893 E. 929 B. Metaph. Simplic. Cœl. 72, 6. med.

Ἑλλανοδίκαι Ariſtid. II. 326.

Ἑλλὰς I. 158 E. II. 414 B.—Græci I. 327 F. 330 E. II. 71 E.—φωνὴ I. 563 C.—μεγάλη quare dicta Italia Athen. 523 E.

ἐλλεβορίζω I. 689 B.

ἐλλέβορον I. 897 E. II. 55 A. 693 A. 1071 D. Upton. Ind. Epictet.

ἔλλειμμα II. 59 E. 65 E. 542 F. 782 F. 1106 B. I. 226 A. 300 B. 480 A. Porph. Abſt. I. 49. Ariſtid. II. 102.

ἐλλειπὲς μόριον II. 391 F.—I. 325 F. II. 49 B.

ἐλλείπω εἴς τι II. 532 A. 881 C.—οὐδὲν ποιῶν τι Brut. Ep. I. 985 A. Sim. II. 229 E.—εἰ μοι τι II. 689 E. 706 B.—res ἐλλείπει οὐδὲν δράματος II. 749 A.—τὸ ἐλλεῖπον ἐκπληροῦν II. 795 B.—τοῦτο ἐλλείπει οὐδὲν αἰσχύνης Ariſtid. I. 502.—πων II. 851 A.—Simpl. II. 45 C. 237 E. 1056 C. 1079 D. Plato 692 G. 693 F.—πρός τι I. 142 C.—οὐδὲν προθυμίας I. 602 F. Simil. Theſſal. Or. 7 E. Hippocr. ed. Chart. Æſchyl. Prom. 345. T. Hemſterh. Lucian. Dial. . . . Ariſtid. I. 268. 315. 516.—τὸ ἐλλεῖπον I. 211 A.—τινὸς pro ἀπολ. I. 291 B. Ariſtid. I. 516.—οὐδέν τινος I. 355 B. Ariſtid. I. 505.—τι omitto I. 485 D.—τοῦ βιοῦν bene I. 846 D.

ἔλλειψις in vitio ſermonis ponitur II. 1047 B.—καθ' ἔλλειψιν oppon. τῷ καθ' ὑπερβολὴν II. 826 E. 1009 A. 1014 D. E. Hippocr. Ep. XVI. p. 15 E. II. 44 A.—ingenii II. 9 E.—Schema Rhet. Vit. Hom. §. 39.

Ἕλλην II. 113 A. 134 C. 141 A. 143 F. 144 B. 146 E. 150 D. 151 B. 158 E. 172 C. 173 C. 179 B. C. 182 F. 185 A. 186 B. C. 188 B. 197 B. 208 F. 209 B. C.

Diod. Sic. I. 574.—re fperata II. 596 F. I. 383 E.—φόβου Thucyd. VII. 61.—δων 'Ιταλικῶν ἐκπίπτειν I. 400 A.—δα ἐξ ἐλπίδος κυλίνδειν I. 403 C.—δος ἄξιος I. 553 C.—ἐπ' ἐλπίδος ὥσπερ ἐπὶ σχεδίας διαφέρεσθαι II. 606 D.—Epic. II. 1087 D. 1089 E. 1090 A. F. 1102 C. 1103 E. 1104 B. 1107 C. 1125 B.—παρ' ἐλπίδας Weffel. Diod. Sic. I. 418.—notabilia, vid. I. 646 A. 752 B. 870 E. 911 E. 950 E. 878 A. 1028 E. 1033 E. 1035 E. 1056 E. II. 85 E.—καλὴ vitæ futuræ I. 1002 C. Plato 697 F. 703 D.—καὶ πόθος II. 84 D.—ἐγγυτέρω τοῦ τέλους βαδίζουσα συναύξει τῷ πλούτῳ τὴν φιλοπλουτίαν II. 85 D.—Simpl. philof. II. 101 B.—δος ἀφῃρῆσθαι II. 113 C.—δων ἀναπλασμὸς II. 113 D.—παρ' ἐλπίδα II. 115 A. 117 A.—δας καλὰς ἔχειν II. 120 B.—κατασβέννυται II. 129 B. Sim. 168 F. —proverb. II. 127 E. F.—κοινότατον II. 153 D.—metus, veri fimilitudo τὴν ἐλπίδα τῆς μεταβολῆς ὑφεωρῶντο, pro fimplici τὴν μεταβολὴν Dio Chr. 602 B.—commune, genus complectens duas fpecies, φόβον et θάῤῥος Plato Leg. I. p. 573 B.—ἐπὶ τῆς ἐλπίδος ὀχούμενοι Plato 594 C.—exfpectatio, ut Lat. Plato 698 B.—res exfpectata ib. 698 E.—μακρὰ Ariftid. II. 384.—γρηγορούντων ἐνύπνιον Bafil. M. Ep. T. III. p. 56 B.

ἔλπισμα II. 1089 D. 1090 A. Epicur. Cleomed. II. 467. 474.

ἐλπιστικὸς II. 668 E.

ἐλπιστὸς Plato 652 A.

ἔλυτρον II. 562 B.—involucrum vafis argentei II. 665 B. —fluvii ut ap. Herodot. Paufan. 628. 661.

ἐλώδης II. 951 E. I. 487 B. 505 F. 985 E. 986 B. 996 A.

ἐμαυτὸν II. 153 C. 204 A.

ἐμβάδες I. 909 A. Cothurni Upton. Ind. Epict.

ἔμβαδον Paufan. 847.

ἐμβαθύνω morbum II. 1128 E.—mentem cujus Anon. Vit. Pythag. 14.

ἐμβαίνειν τινι v. c. ὅροις χώρας II. 274 B.—II. 980 C. 131 B. 204 C. 206 C.—eft ἐντὸς βῆναι II. 1011 D.—in naves I. 652 C. 884 F.—εἰς ὁδὸν ἐλπίδων I. 870 E.—in lecticam I. 1065 A.—καιροῖς vel ἀγῶνι Ariftid. II. 389. clam 381

ruere I. 313 E.—pro ἐπιβ. I. 316 A.—τι εἰς σκέψιν Plato 589 A.—τι εἴς τι II. 125 F. 134 D. 137 B.—φρουρὰν loco I. 441 F.—me in quid I. 635 E.—fluvius in mare I. 636 F.—ἐμβαλόντες pro fut. ἐμβαλοῦντες I. 657 B.—ὁμιλίαν I. 739 A.—murum I. 748 C.—me μέσον duorum I. 772 C. —hominem in locum, i. e. impono I. 770 B.—ἀσχολίαις I. 801 B. τινὶ ὀργὴν I. 922 B.—in navem, eam roſtro percutio meæ navis, I. 947 B.—μαι τι εἰς νοῦν I. 1011 A.—ω cui δυσθυμίαν I. 1027 A.—quem in colloquium I. 1028 C.—me in locum I. 1067 A.—δεξιὰν cui II. 12 E. 96 A. conf. δεξιά. Plaut. Aul. II. 2, 21.—τινα εἰς ἐπαίνους, ut laudetur II. 57 B.—τι mentionem cujus rei facio II. 72 A.—μαι activ. onera in navem II. 127 C. Sim. 132 A. Dio Chryſ. 622 D.—λω ἀσιτίαν, pro ἐμβ. με εἰς ἀσιτίαν II. 134 F.—τινα εἰς λόγους, ut colloquatur II. 147 D.

ἔμβασις paſſionis, an ingreſſio in paſſionem, gratificatio II. 62 B.—in fluvium I. 358.

ἐμβαπτίζω I. 466 A.

ἐμβατεύω Ariſtid. I. 346. 486. 522.

ἐμβατήριος v. n. ad II. 238 B.

ἐμβάτης calceus Ariſtid. I. 300.

ἐμβατὸς Ariſtid. I. 43.

ἐμβεβαιόω I. 54 A.

ἐμβιβάζω ſc. in navem II. 781 D. I. 114 F.—εἰς ἴχνος I. 513 C. Eurip. Herc. F. 858.—deum in quid II. 416 F.—I. 323 F. 504 D. 539 D. 652 C. II. 26 E.—milites in naves I. 391 F. 485 D. 919 A. 945 E.—quem in ſcientiam Jambl. V. P. 22.

ἐμβιόω II. 789 A. (Weſſel. Diod. Sic. II. 518. et ἐμβιωτήριον) I. 1066 B.

ἐμβίωσις II. 640 D.

ἐμβλέπω II. 681 B. C. 968 D. 999 B. I. 350 E. 841 B. ſubaud. cui II. 133 B.—cui 613 F. II. 68 F.—εἰς οἰκειότητα II. 769 B.—δεινὸν I. 405 F.

ἔμβλημα I. 419 E.

ἐμβοάω v. n. ad II. 249 A.

ἐμβολὰς II. 640 B.

τοὐμφανὲς ſto I. 833 A. II. 232 C.—κωθὼν I. 917 D.—II. 680 C. I. 564 D. 568 E.—ἔς τι παρορᾷν II. 447 C.—opponitur θεωρητῷ intelligibili II. 722 D.

ἐμφανίζω II. 1133 D. I. 479 F. 794 E. Diog. Laert. I. 7.

ἐμφαντικὸς v. n. ad II. 104 B.

ἐμφανῶς II. 72 C. 795 B. I. 91 A.

ἔμφασις II. 354 C. 359 A. 728 A. 735 A. B. 767 B. (894 B. opp. ὑποστάσει) 901 C. 930 B. bis. 936 F. 937 C. 966 B. 967 D. 970 E. 1001 E. 1044 D. 1051 B. Stoic. Upton. Ind. Epict.—metaphor. II. 747 D. Caſaub. Strab. 697. Trop. Rhet. Vit. Hom. §. 26.—κάλλος II. 1073 B.—II. 19 A. 35 A. 63 F. 141 E. Vit. Hom. §. 72. 417 B. I. 665 A.—Muſ. II. 1145 A.—ſignificatio Jambl. V. P. 103. 161.—ſign. major quam vulgo Fabric. Sext. Emp. 92.

ἐμφατικὸς II. 747 E.—τινος ſignificans 1009 E.

ἐμφέρεια I. 68 F. 824 E.

ἐμφερὴς II. 670 E. I. 155 C. 239 D. 564 A. 917 C. 1028 D.—de forma corporis f. II. 109 C.

ἐμφέρω—όμενον nomen, *tritum, frequens* Ariſtid. II. 360.

ἐμφιλοκαλεῖν v. n. II. 122 E. Sic ἐμφιληδεῖν Porph. Abſt. II. 47.

ἐμφιλοχωρεῖν Alciphr. III. 15. Suicer. Theſ. Eccleſ. Joſeph. I. 89.

ἐμφοβέομαι I. 1068 F.

ἐμφορέω cui πληγὰς I. 620 B. 953 E.—ἐμφορεῖσθαι τινος II. 551 A. 692 E. 701 D. 703 B. 704 D. 734 A. 871 E. 1067 D. 1128 B. I. 570 D. 870 B.

ἐμφόρησις f. Hippocr. II. 995 D. 472 B. Porph. Abſt. I. 34.

ἔμφραγμα οὐ σάρκινον II. 745 E.

ἐμφράττω τὴν φωνὴν II. 88 C. 606 D.—II. 995 E. 1059 B. I. 120 A. 177 D. 497 C. 539 D. 618 D. 869 D. 1034 B.

ἐμφρόνως II. 979 E. I. 108 D. 374 B.

ἔμφρουρος I. 295 A. 374 C.

ἔμφρων II. 12 C. 24 C. 177 F. 214 C. 758 E. 1003 A. I. 391 A. 423 A. 501 C. 547 B. 567 A. 658 F. 776

fluvius navigabilis, inde a fonte I. 465 C.—ἔν τινος εἰκόνι facere cujus πρόσωπον I. 481 A.—ἐν τούτοις pro ἐπὶ, propter II. 350 A.—τοῖς μεγίστοις pro μάλιστα I. 501 D.—ἐν plane abund. II. 365 E.—ταύτῃ ἡμέρᾳ I. 510 C.—ἐν μούσαις ἱερὸν πνεῦμα II. 605 A.—σπείραις δώδεκα exercitum trajicere I. 513 C.—ἐν Κέῳ pro ἐκ I. 524 A.—ἐν οἴνῳ II. 612 E. 675 C. 707 C. 711 D. 714 B. 716 B. 746 E.—ἐν Ἄργῳ δύνατος I. 526 D.—ἐν δόξῃ γίνεταί τι II. 617 D.—abund. ἐν πέδαις δέδεσθαι I. 535 E.—pro ἐπὶ, κεῖται ὄνομα ἐν πράγματι II. 638 B.—ἔν τινι ſtat quid I. 560 B.—ἐν πώλοις de equo *quum pullus eſſet* II. 642 A.—ἐν ἀτόπῳ εἶναι pro ἄτοπον εἶναι II. 677 E.—ἐν προσηγορίᾳ τινὶ γενέσθαι II. 709 B.—ἐν τοῖς γεωμετρικωτάτοις ἐστὶ τοῦτο τὸ θεώρημα II. 720 A.—ἐν τοῖς βεβαιοτάτοις II. 982 E.—μάλιστα (vid. μάλιστα) II. 723 E. 812 E.—ἐν ἀκράτῳ panem edere II. 726 C.—ἐν κύλιξι γενέσθαι II. 736 E.—νόσῳ 733 C.—ἔν τινι λόγῳ hoc fit II. 740 D.—ἡ ἐν τοῖς ὅπλοις δόξα, bellica laus II. 813 A.—ἔν τινι τίθεσθαί τι II. 826 C.—ἐν ταῖς Ἀθήναις pro Ἀθήνησι II. 830 C. ἐν φόβῳ γενέσθαι II. 861 C. Simil. 437 E.—ἐν ῥήματι θίγειν τινος II. 855 C. f. ἐνὶ Dio Chr. 515 C.—ἐν μνήμῃ γενέσθαι τινος pro recordari quid II. 968 C. Sim. I. 498 C.—δεξιᾷ II. 979 E.—ἀγαθοῖς εἶναι II. 1106 A.—ἐν ξηροῖς μέτρα poſſidere multa I. 87 F.—προδοσίᾳ γενέσθαι in ſociis proditionis I. 98 E.—ἐν τοῖς Ἕλλησι in conventu univerſorum Græcorum I. 123 E. 124 C.—ἐν κύκλῳ I. 118 C.—ἐν τοῖς παισὶ τὴν πόλιν κομίζειν I. 134 B.—οἴνῳ I. 147 C.—ἐν Χαιρωνείᾳ pugna ad Weſſel. D. S. I. 695. II. 324 D. ubi v. n.—ἔν τινι τινα ὑπερβάλλειν Weſſel. D. S. II. 72.—ἔν τινι ὁρᾶσθαι Muſ. Math. II. 430 A.—quid miſcere abund. II. 1132 D.—ἐν αὐτῷ ἔχειν pro ſimpl. ἔχειν II. 1142 C. I. 514 B.—ἔν τινι σφάλλεσθαι I. 182 B.—pro σὺν I. 185 B. 190 C. 397 A. 519 E. 1063 C.—in hac oratione eſt Tiſias, i. e. memoratur I. 196 D.—ἐν λόγοις γενέσθαι πρός τινα I. 197 F. Sim. 245 E.—ἐν τούτῳ tunc I. 200 D. 244 A. 301 B. 303 E. 329 C. 357 A. 362 A. 384 B. 438 C. 457 D. 460 C. 461 B. 463 D. 470 F. 472 E. 494 A. 536 E. 537 A. 560 A. 593 A. 603 E. 628 F. 642 C. 651 B. 661 C. 669 C. 776 C.

—ἐν τινι τι γίνεται pro ἐπὶ, eſt in alicujus poteſtate I. 1020 B.—ἐν δυνάμει ſum I. 1027 F.—ἐν τοῖς φίλοις ἀγῶνα ἔχειν apud, inter I. 1024 D.—ἐν τοῖς μεγίστοις factum memoratur I. 1042 C.—ἐν ἀδήλῳ τρόπῳ abund. I. 1051 C.—ἐν τινι γίνομαι facio quid I. 1055 C.—ἐν δυνάμει εἰμι I. 1062 A.—ἐν αὐτοῖς dicere I. 1062 E.—ἐν τῷ ἐρᾶν εἰμὶ, amo Clearch. Athen. 670 A.—ἐν τῷδε, in hac actione, *interea*, Galen. Protr. T. II. 14 C.—ἐν τινι δεινὸς, peritus in re 31 E.—ἐν δὲ, poëtica formula D. Ruhnken. Ep. Cr. p. 236. —ἐν τοῖς ἱππεῦσι ἐξέτασιν facere i. e. præſentibus equitibus F.? Xen. H. Gr. II. 4, 5.—ἐν δυνατῷ quid eſt pro δυνατὸν II. 10 E.—ἐν παισὶ, in puerili ætate II. 37 C.—ἐν τινι χαίρειν abund. omittunt mſſ. II. 51 B.—ἐν πολλοῖς, multis præſentibus II. 70 E. F. 71 A.—ἐν τοῖς νέοις αἰσχύνην παρασκευάζειν II. 71 B.—ἐν ᾧ τοῦτο λέγεται qua in re dicitur, f. ἐφ' ᾧ ut D. II. 71 F. ubi v. n.—ἐν ἑαυτῷ μέγα φρονεῖν II. 80 E. ſim. 81 A.—ἐν οὐδενὶ τίθεσθαί τι II. 85 E.—ἐν τοσούτῳ interea, prædictum erat ſeptem dies II. 109 A.—verba ἐν οἷς φησὶν II. 113 F.—ἐν τοῖς ἀνθρώποις abund. v. Ἄνθρωπος—ἐν νῷ ἔχειν quid II. 118 A.—ἐν ἄλλοις φησὶν alio loco libri II. 118 A.—ἐν γέλωτι τινι τι προφέρειν II. 124 E.—ἐν τινι καὶ μετά τινος II. 128 C.—abund. ἐν οἷς ἅπτεται τοῦ ἀνδρὸς pro δι' ὧν II. 141 A. ſim. 156 D.—πάντα ἐν ἑαυτῷ θέσθαι, omnia ſub. ſidia et ſpem II. 141 C.—ἐν ἑαυτῷ διαλαλεῖν quid II. 141 D.—ταῖς ἡδοναῖς εἶναι II. 143 D.—ὀργῇ γενέσθαι II. 143 D.—ἐν Ὀλυμπίᾳ pro Ὀλυμπιάσι II. 144 B. Sim. II. 170 A.—ἐν ἐμοὶ τὸν πέμψαντα προπηλακίσαι βουλόμενος II. 148 F.—ἐν οἷς γράφει in libro ſcriptor II. 155 E.—ἐν ᾧ γράφει ſc. νόμῳ legiſlator II. 155 F.—τὰ ἐν αὐτῷ et τὰ παρ' αὐτῷ ἀγαθὰ differunt II. 155 B. οὐκ ἔστιν ἐν σοι τύραννος II. 175 D.—ἐν Ἀρβήλοις pugna ad Arb. II. 180 B. ſim. 191 A. B. 193 A. 195 D. 200 A. 204 D. 205 D. 206 D. 218 E. 233 C.—τὸ σὸν γένος ἐν σοι παύεται II. 187 B.—ἐν ὀλίγοις ἐστι τὸ ἀμπλάκημα II. 226 E.—ἐν τῇ δεξιᾷ τινος ſtare, ad dexteram II. 222 A.—ἐν τῷ γελοίῳ αἰσχύνεσθαι pro ἐπὶ II. 241 E.—τῇ παρατάξει, alibi ἐπὶ τῆς παρατάξεως II. 242 A. bis.—ἐν τινι quid dicere *per quid* v. ad II. 365 E.—ἐν

ἔναγχος II. 158 A. 431 D. 438 A. 610 C. 563 A. 638 B. 664 B. 724 A. 931 D. 976 B. 1101 B. 1107 E. I. 102 F. 224 B. 388 D. 455 E. 493 E. 525 F. 623 B. 633 E. 636 F. 638 E. 639. D. 798 B. 803 B. 993 E.

ἐνάγω τι hortor ad quid II. 595 E. I. 123 E. 137 A. 260 C. 335 A. 411 A. 581 B. 1006 A. Jambl. V. P. 22. emenda Porph. Styg. p. 283. ed. Cantab.—Ariſtid. I. 152. II. 277.

ἐναγωνίζομαι I. 324 B. 326 A. 348 B. 361 C. 465 B. 588 A. 664 A. 685 C.

ἐναγώνιος adverb. II. 771 A.—II. 979 A. I. 95 B. Weſſel. Diod. Sic. II. 307. I. 209 C. 729 E. 853 E. 1037 A. Simonid. Athen. 490 E. II. 161 A. C. Ariſtid. II. 256.

ἐνάερος II. 915 C. 966 F. M. Anton. XII. 358 a. A. ibi Gatak. ex Porphyr. Abſt. III. 14.

ἔναιμος I. 174 F. 310 B.

ἐναίσιμος II. 777 C.

ἐνακόσια II. 733 A. ἐννακόσιοι I. 286 E.

ἐναλείφω—μαι τι II. 771 B.

ἐναλίγκιος Hom. II. 1058 D.

ἐνάλιος II 669. D. 729 E. 911 D. I. 119 F. 518 C. 1050 E.—ἔναλος II. 954 B. 956 C. 960 A. 965 C. E. 966 B. 970 B. 975 C. F. 982 D. F. 983 F. 948 D. 949 C.

ἐναλλαγὴ et ἐξαλλαγὴ promiſcue dic. ap. Vit. Hom. §. 15—73.—Schema Rhet. ib. 30.

ἐναλλὰξ II. 9 A. 951 D. 1017 E. 1021 B. 1025 E. I. 1042 C.—pedes habere conf. Lindenbrog. Am. Marc. p. 202.

ἐναλλάττω, ἐνηλλαγμένος pro alienus σφετερισθεὶς II. 421 E. (Arg. Symp. IV. ed. Steph. 1172.) 905 E. I. 444 E. Ariſtid. I. 112. 157. 550. II. 181. 393.—τὴν τάξιν II. 1064 D.—gram. et ἐξαλλάττω promiſcue dic. Vit. Hom. 15—17.—πολίτειαν, φυγὴν bis Ariſtid. I. 486.

ἐνάλλεσθαι τινι II. 1040 A. 997 A. 1087 B. I. 117 C. 217 A. 498 C. 590 B. 998 E. 1005 F. Ariſtid. I. 543.

ἐναμβλύνω quem I. 532 D.

ἐνάμιλλος I. 224 C. 436 E. 495 D. 838 C. 844 F. 916 B. 984 E. 1038 A. II. 10 E. 11 A.

ἐναποδύομαι Himer. 460. 694.

ἐναποθνήσκω II. 987 D. 1045 A. 1099 D. I. 558 F.

ἐναποκεῖμαι II. 961 C. I. 262 B.

ἐναπολαύω II. 684 D. 824 E.

ἐναπολείπω II. 91 B. 125 C. 659 D. 686 C. 759 C. 811 F. 917 E. 982 B. 1053 B. I. 48 F. 978 D. ἐναπολαμβάνω Porph. V. P. 41.

ἐναπόλειψις II. 134 C.

ἐναπομάττεσθαι II. 3 E. ἐναπομόργνυσθαι Porph. Gradib. §. 32. p. 232.—τειν II. 99 B.

ἐναπομύττομαι II. 1128 B.

ἐναποπνέω I. 230 C.

ἐναποσημαίνω I. 480 A.

ἐναποτυποῦσθαι II. 3 E.—ἐκτυπ. Plato 623 C. Ariſtot. περὶ ἀκ. T. XI. 79, 8.

ἐνάπτεσθαί τι II. 277 C. 672 A. Bergl. Ariſt. Nub. 72. I. 1024 A. Dio Chryſ. VII. 105 A. LXXI. 627 D. Eunap. p. 32.—ειν τινί τι II. 550 D.—ἐνημμένος βρόχος I. 402 A.—I. 951 E.

ἐνάπτω rogum, ſ. ἀνάπτω I. 418 C.—εσθαι τι, cœlum—ται ἄστρα Perict. Stob. 457.—opp. καταφρονεῖσθαι Dio Chryſ. 502 A.

ἐνάργεια notio manifeſta II. 1051 E. 759 B. I. 1014 F.—παρὰ τὴν ἐνάργ. II. 447 A. 449 D. 936 D. 961 F. 1074 C. 1079 F. 1082 A. 1083 C. 398 A.—Phil. I. 862 D. —picturæ II. 64 A.

ἐναργὴς—viſum ſomnii II. 579 E.—II. 718 D. 735 B. 1066 C. 1079 A. 1074 B.—μνήμη II. 654 D.—documentum II. 756 B. 964 D. 1089 C.—τὰ II. 1117 E. 1127 F. 1123 A. bis. 1124 A. I. 73 D. 497 F.—II. 1121 D. 396 F.—γὴς προσοχὴ v. l. ἐνεργ. II. 45 C.

ἐναργῶς memor II. 1089 A. I. 853 B. 883 D. II. 6 D. 16 D. 36 A.—pro ἐμφανῶς Porphyr. Abſt. II. 29. Plato 681 B. ipſis ſenſibus Plato 688 G.

ἐνάρετος v. n. II. 116 E.

ἔναρθρος II. 722 C. 735 B. 736 B. 738 B. 902 B. 936 A. 973 A. 1024 B. 1131 D. I. 232 B. Porphyr. Abſt. III. 3.

156 D. 397 B. 681 A. 694 D. 989 B. 1000 E. 1049 E. 1066 B. 1115 B. 1118 C. I. 20 F. 141 E. 528 D. Vit. Hom. p. 92.—remittit ſitis II. 690 A.—diſcipulo librum interpretandum II. 737 B.—veſtem II. 785 D. —efficio II. 950 B. 951 B.—δόξαν τινος II. 971 C.—minuor II. 1057 B. 81 C. I. 29 A. 337 A. 897 A.—II. 1108 B. 1112 A. I. 330 B. 377 D.—ſpem I. 21 B. 99 E. 197 D. 610 A. 963 C. 1034 D.—et ἐπιτείνω I. 37 F.—cedo, remitto I. 43 F. 45 E. 98 A. 168 D. 170 A. ita leg. II. 438 A. I. 180 A. 203 E. 222 A. 280 A. 305 F. 317 B. 366 B. 393 D. 403 A. 415 C. 538 A. 576 B. 591 E. 630 D. 633 C. 884 D. 923 A.—εἰς vitium I. 75 B.—ἀφορμὰς I. 170 B. 968 A.—λόγῳ πάροδον II. 431 D.—τι II. 406 D. 73 E. 134 E.—urbem hoſtibus prodo I. 185 D. 187 B. 208 A. 483 C. 510 E. 535 C. 950 C.—σι urbs ſe ipſam tradit I. 227 A.—me mollem I. 320 E. 507 D.—ἐπιείκειαν præbeo me clementem I. 345 D. Sim. 361 D.—cui quid do II. 126 C.—cui ἀρχὰς ἀποστάσεως I. 1038 B.—πρὸς fluctum I. 1032 A.—me cui διὰ ἐλπίδος I. 987 A.—me εἰς οὐδὲν ἡδὺ I. 961 B.—cui δεξιὰν I. 952 F.—μι me cui πρὸς τὸ ἥδιστον I. 952 E. —λόγον habeo orationem I. 876 A.—ſonum I. 825 C.—σι ὁ καιρός τι I. 721 D.—πρόφασιν I. 514 E.—concedit in omnibus I. 394 E. 441 E.—indulgeo I. 421 D.—εἰς σάρκα pinguis fio I. 425 A.—τι μαλακὸν I. 478 A. Athen. 625 B.—cui ἔρωτα II. 47 C.—Muſ. opp. ἐπιτείνω II. 55 D.—cupiditate II. 62 F.—μι me cui ὑποσκελίζεσθαι et ſim. II. 65 D.—χρόνον I. 553 E.—σι tegumentum πρὸς βέλος I. 554 C.—ventus I. 591 E.—μι πρὸς voluptates I. 514 C.—me luxui I. 643 D.—τινι τινὸς I. 655 B.—πρὸς τὴν ἱκέτειαν ſupplex ſum I. 888 B.—admonitioni I. 694 E.—μι τὸ σῶμα πρὸς τὴν πλήγην I. 700 D.—πρὸς τὰ θεῖα I. 706 A.—cui ἐλπίζειν I. 734 F.—cedo I. 766 A. 771 E. 783 A. II. 59 C. 72 F. 125 B. 128 E. 228 F.—τινι cedo II. 132 D.—dativus ſubauditur II. 137 C.—σι ὁ ἱπποθόρος τοῖς ἵπποις μέλος ὁρμῆς ἐπεγερτικὸν II. 138 B.—τινι τι II. 159 C.

ἔνδικος Plato 676 B.

—ἐνδεδυκυῖα δόξα pro ἐντετηκυῖα II. 359 F. 1118 E.—μαι regno, affecto regnum I. 1025 E.—ἐνδύεται τὸ ἦθος τρόπον II. 551 E.—anima corpori II. 611 E. Sim. I. 700 E. —Simpl. II. 664 E. 690 A. 696 D. 701 B. 766 E. 811 A. 968 F. 1077 E. 1098 B.—animæ passio II. 681 E. —I. 706 A. II. 85 E. 38 A. 55 E.—εσθαι τινι II. 689 C. 983. B. D. 1010 B. 435 F. 396 A. 407 B. 78 E. 82 D. I. 81 E. 558 A. 637 F. 665 A. 834 D. 989 C. 1014 D.—ται τοῦτο ἠθικῶς dictum penetrat in animum II. 72 B.—ῦσα κακία II. 85 E.—εσθαι τῇ ψυχῇ suam ipsum animam examinare II. 88 C.

ἐνεαρίζω loco II. 770 B.

ἐνεγγυάω I. 714 A. 771 C. 774 D.

ἐνεγκωμιάζω quem I. 389 B.

ἐνέδρα II. 195 C. 229 B. 975 C. I. 107 B. 185 D. 312 D. 314 F. 400 C. 494 C. 540 C. 579 C. 725 D. 776 A. —et λόχος I. 108 E.—δόλος I. 139 F. Plato 674 A.— I. 779 A. 1036 E. 1037 B. 1070 A. B. 1072 F.—dæmonis Porph. Abst. II. 39.

ἐνεδρεύω I. 6 A. 108 F. 109 A. 251 B.—τινα Wessel. Diod. Sic. II. 327.—I. 315 A. 415 B. 869 E. 939 B. 945 D. II. 162 C. 219 B.

ἐνείδω II. 966 B.—τινι τι II. 27 B. 171 A. Jamblich. V. P. 15. Aristid. I. 13.—τι ἔν τινι Dio Chr. 56 B.

ἐνεικονίζεσθαι suas orationes orationibus aliorum II. 40 D.

ἐνειλέω II. 664 E. 733 B. 830 E. I. 739 D. 1005 C. 1016 C. σπαργάνοις Dio Chrys. XXIII. 277 A.

ἔνειμι insum II. 137 A. 138 B. 148 D. 156 D.—licet II. 762 C. I. 524 A. 793 A.—II. 830 B.—et ἔξεστι Himer. 314.—τὸ ἐνὸν, quantum fieri posse II. 1037 B.—ἂν ἐνῇ τι II. 697 D.—ὡς ἐνῆν II. 771 D. 861 A. 968 D. I. 221 F. 342 C. 495 A. 625 C.—ὡς ἔνεστι μάλιστα II. 966 E. —ἐνῆν II. 1009 F. I. 229 A.—pro simpl. εἰμὶ I. 158 E.— ὡς ἐνῆν μάλιστα I. 635 C. II. 6 D. 86 C.—II. 37 E. 68 F. 181 E.

ἕνεκα simpl. II. 143 D. 144 D. 167 B. 171 D. 183 E. 208 F. 211 A. 220 A. 221 A. 241 C.—*per, non obstante*, v. n. ad II. 98 C.—Bœotia ἕνεκα χρηστηρίων πολύ-

poſt ὡς Dio Chr. 583 D.—τὰ πράγματα ἐλήλυθεν ἐνταῦθα in hunc ſtatum Ariſtid. I. 364.

ἐνταφιάζω II. 995 C. I. 977 D.

ἐντάφιος—ον tyrannis II. 783 C. D. Iſocrat. 215. ed. 8°. Pariſ. Simil. Weſſel. Diod. Sic. I. 412.—I. 276 B. 353 D.—Sumtus funeris I. 335 B.—an ἐντάφιον II. 161 C.

ἐντείνω—Sol calorem II. 658 C.—πληγὰς II. 1108 A. πολιορκίαν I. 500 A.—ει quid animum ad iram II. 464 B. —τινι morbus II. 565 D.—in verſus, reſtitue Scriptori in Petav. Uranolog. p. 148.—I. 80 A. M. d. S. ad Vit. III. 553, 1. ita forte I. 492 B. Galen. Pr. T. II. 14 E. Jambl. V. P. 266. Ariſtid. I. 206. θεῖναι 266. Plato 199 G. 405 B. Jamblich. V. P. reſtitue. Plato 47 D. 2 G. 83 F. 199 G. Hermias Phædr. p. 174. ἐκτείνω. conf. 175. ubi ἐκτείνω fanum videtur.—demonſtrationem II. 614 C.—σθαι harmoniam II. 657 D.—σθαι curis et laboribus II. 136 B.—πρός τι II. 604 C.—μαι τῇ φωνῇ τραχύτερον II. 130 F.—ασθαι ἀλλήλοις φιλίαν Eur. Hippol. ita D. II. 95 F.—cui θυμὸν excito vel augeo II. 61 E. Sim. 74 A. 663 E.—vocem I. 792 F.—εσθαι εἴς τι, ſtudium in aliqua re ponere II. 731 A.—fructus fervet (ref. Ep. Crit. Liban.) II. 734 E. 35 E.—quem ut μηρίνθοις II. 748 C.—omnem doctrinam in eloquentiam I. 886 C.—ἑαυτὸν εἴς τι, ſtudium omne ponere in quo II. 795 E. Sim. 35 E.—ἐντεταμένος τοῖς μορίοις, genitalibus II. 797 E.—Muſ. II. 238 C. 828 C. I. 161 B.—κλαδοὺς pro ἐκτ. II. 910 B.—pro συντείνεσθαι II. 949 B.—med. τῷ λόγῳ πρὸς τοὐναντίον II. 963 F.—ἑαυτὸν I. 188 F.

ἐντειχίζω I. 633 C.

ἐντεκνόω mulieri I. 771 A.

ἐντελέχεια II. 875 D. 878 B. 884 C. (expl. 898 C.)—opp. δυνάμει II. 883 D.—plur. Menand. Cler. p. 216. Stob. 199. ἐντελέχεια an ἐνδελέχεια vid. Hemſterhuſ. ad Lucian. 95.

ἐντελεχὴς I. 321 F.

ἐντελεχῶς Plato 672 G.

ἐντελὴς II. 827 B. 1017 D. I. 190 E. 624 B. 653 A.

ἐντομὴ castratio II. 857 B. 859 F.—muri I. 1035 B.

ἔντονος II. 628 A. I. 97 E. (Eurip. Belleroph. fr. XXII. Musgr.) I. 824 F. Soph. II. 84 A.—I. 851 C. 1012 A.

ἐντόνως I. 643 D. 465 D.—latrat canis I. 1030 B.

ἐντορεύω I. 861 C. v. l. II. 164 A.

ἐντορνεύω II. 399 E. 164 A.—νος κύκλος Plato 669 F. G.

ἐντὸς II. 155 B. C.—non cum genitivo sed dativo actionis —Amor ἐντὸς τῶν ἐρωτικῶν ψυχαῖς ignem accendit II. 681 C.—τῆς φύσεως Stob. Ecl. T. II. p. 122. ed. Heeren. Athen. 102 E.—ἐπιῤῥεῖ quid II. 731 D.—τὰ ἐντὸς ἐκτὸς vertere II. 977 B.—ἐντὸς βῆναι II. 1011 D.—ἐνιαυτοῦ I. 145 D. 144 F.—τῶν ὅπλων (Bergl. Aristoph. Av. 390.) I. 606 A.—ἡλικίας esse Taylor. Lys. p. 110. ed. R.—ἑαυτοῦ γενέσθαι Pausan. 669.—ἐντὸς ὅπλων εἶναι, teneri, I. 297 D.—Vid. ἐκτὸς et ἔξω.—οἱ ἐντὸς Græci I. 542 C. Siculi. f. ἐκτός.—ἐντὸς φιλήματος cui venire I. 602 B.—θάλαττα I. 632 E. 917 A. 998 A.—cognatus ἐντὸς ἀνεψιότητος Plato 659 B.—ἐντὸς Εὐφράτους regio, *cis* I. 682 E. —λογισμῶν εἶναι I. 684 A.—μανίας Hippocrat. Ep. XIX. p. 18 B.—βολῆς I. 729 B.—Ἰσθμοῦ I. 907 F.—τοξεύματος I. 933 F.—τινὸς παρέρχομαι I. 1014 D.—intra corpus II. 192 D.—τῆς πόλεως II. 200 B.—θυρῶν II. 204 F.—τινὸς esse, peritum Vit. Hom. §. 6. 161. conf. ἐκτός.—ἐντὸς δραχμῶν ν Plato 690 G. 691 A.

ἐντραγεῖν II. 734 A.

ἐντρέπω Vit. Hom. §. 167. Porphyr. Euseb. P. E. XI. 555 D. Aristid: I. 72.—ομαι revereor II. 237 D. 253 C. Xenoph. H. Gr. II. 3, 17. p. 80. ed. Mor.—ἐντροπὴ Jambl. V. P. 10. Dio Chr. 463 C. 519 B. Eunap.

ἐντρέφεσθαι τινι v. n. ad II. 32 E.—φύλαξ τῷ ἤθει. II. 38 B.

ἐντρέχεια Sext. Emp. 281.

ἐντρέχω II. 970 C.

ἐντρίβω I. 195 A. 987 F. II. 186 D. Dio Chr. VII. 110 D. pro ἀνέτριβε.

ἔντριμμα I. 557 F.

ἐντρίχωμα II. 912 D. H. Steph. Thes. Ling. Gr. I. 158. 8.

ἔντρομος I. 175 B.

ἐντροπαλίζεσθαι II. 449 D.

(fugio, l. ἐχθαίρω II. 1130 B.) Eurip. ap. Valck. Hippol. 322. conf. infra v. Ἐπαίρω (potius ἔξαρμα II. 410 E.)—ἐξαίρει tollit, demit f. leg. ἐξαιρεῖ II. 44 B. Plato 688 H.—ἐξήρθη καὶ ὤξησε pulvinar II. 59 C.—Rhet. Vit. Hom. §. 27.—fort. corrig. ἐξηρτημένος ἀπὸ τῆς ἀνθρωπίνης ζωῆς, leg. ἐξηρημένος Jamblich. Stob. 553.—ἐξέλοιμεν et ſim. tempora Plato 699 C.—Πλάτωνα ἐξαίρω τοῦ λόγου Ariſtid. II. 269. 393.—extollo laude Ariſtid. II. 389.—ω τι Ariſtid. I. 561. ſupero quid—τι τοῦ λόγου Damaſc. Suid. Ἐπίκτητος Σωκράτῃ. Liban. Ep. Fabr. B. G. VIII. 54. Orat. T. II. 226 C.—ἐξηρμένος animo elatus I. 624 D.

ἐξαίσιος (Weſſel. Diod. Sic. T. I. p. 50.) I. 418 A. 975 A. Theſſal. Or. Opp. Gal. I. 6 A.

ἐξαιτέω II. 185 C. 259 F. 417 D. 775 A. 808 E. I. 16 F. 137 A. 169 E. (Weſſel. Diod. Sic. I. 322 Addend.) 503 D. 381 A. 384 C. 409 D. 460 F. 504 B. 541 F. 670 D. 737 A. 746 A. 749 B. C. 766 D. (856 D. pro ἐζήτει) 953 A. 1021 A. Ariſtid. I. 267.—μαι bono ſenſu Ariſtid. I. 404.

ἐξαίτησις Jambl. V. P. 133.

ἐξαίφνης II. 52 F. 75 D. 112 C. 731 E. 1058 B. I. 6 A. 205 E. 207 A. 208 A. 244 F. 249 E. 270 F. 280 C. 286 C. 309 D. 315 D. 358 C. 383 E. 388 B. 424 B. 438 F. 496 F. 535 E. 536 E. 548 D. 557 E. 615 C. 627 E. 628 A. C. 652 D. 658 C. 710 B. 732 E. 735 D. 779 C. D. 883 C. 937 A. 982 B. 995 D. 998 D. 1007 B. 1011 B. 1014 D. 1041 E. F. 1044 A. Plato 657 D.

ἐξακέω—μαι I. 645 C. Plato 664 D.

ἐξακολουθέω II. 694 C. I. 678 D.

ἐξακοντίζω I. 417 C. 1015 E. 1016 B.—λόγους Menand. Stob. 217, 25.

ἐξάκουστος I. 67 B. 661 C. 750 D. II. 171 D. Porph. Abſt. II. 53. III. 3.

ἐξακούω, percipio, intelligo I. 177 C. 479 C. 873 F. 1064 C. II. 152 D. 202 D. Porph. Abſt. II. 5.

ἐξακριβοῦν τι II. 464 A. 611 B. 626 A. 1028 A. C. I. 12

ἐξαμιλλᾶσθαι II. 593 F. 1098 E.

ἔξαμμα πυρὸς II. 958 E.

ἐξαναγινώσκω I. 792 F. 869 F. 874 D.

ἐξαναδύω—μαι τινος I. 574 B.

ἐξαναλίσκω II. 697 B. 980 A. 1052 C. I. 312 B. 628 E. 768 D. Ariſtid. I. 378.

ἐξανάπτω—genus hominum generationibus Amor. II. 752 A.

ἐξανατέλλω Teleclid. Com. I. 153 E.

ἐξαναφέρω πρός τι II. 341 E. (Vid. ad II. 550 C.)—e fluctibus I. 392 A.—ſimpl. II. 446 B.—ἑαυτὸν πρός τι II. 469 C.—πρός τι II. 541 A. I. 1070 E.—τι profero II. 563 A. 765 A.—aqua onera II. 627 B.—Simpl. emergo II. 147 C.

ἐξαναχωρέω Ariſtid. I. 424.

ἐξανδραποδίζομαι II. 5 F. 775 A. I. 220 A. 271 A. 916 E. Activ. Xen. H. Gr. II. 2, 12.

ἐξανευρίσκω II. 32 E. 421 A. 907 A. 972 E. 1017 F. I. 17 B. 89 E. 1037 A.

ἐξανθεῖν τι II. 248 D. 353 F. 397 F. 474 F. 546 C. 551 D. 563 B. 731 C. I. 3 E. 685 F. 1007 A.—perditas vires recipere II. 432 C. conf. 434 B.—febris I. 415 D.—ſimpliciter pro ἀπανθεῖν colorem amittere II. 287 D.—neutre infecta II. 637 B. 396 A. Sim. I. 955 A.—I. 451 F. 593 E. 824 A. E. 894 B.—nubes iridem II. 664 E.—ſimpl. vinum vim amittit II. 692 C.

ἐξάνθημα II. 671 A.

ἐξανθίζομαι II. 661 F.

ἐξανθρωπίζειν res divinas II. 360 A. ubi v. n.

ἐξανίημι II. 666 A. 691 B. I. 342 E. 418 A. paſſ. II. 788 B.

ἐξανιστάω—ἐπ' ἔργα quem II. 722 F.

ἐξανίστημι I. 223 B. 224 D. 231 D. 269 C. 284 C. 289 A. 313 A. 333 B. 343 B. 412 E. II. 162 B. 165 F.—II. 628 C.—II. 522 D.—I. 400 E. 427 E. 431 E. 535 A. 544 C. 612 A.—ἐξανίστασθαι II. 457 B. 658 F. 710 D. 788 F. 974 A. 1056 C. I. 100 A. 112 E. 130 C. 155 E. 621 E. 723 D. 859 E. 991 E. II. 232 B. F. τινι.

ἔξαρμα altitudo math. II. 410 E. (Casaub. Strab. 25 A. et Ptolem. ibid. p. 123.) I. 411 E.—excellentia Damasc. Suid. in Εὐπείθιος.

ἐξαρμόνιος II. 1141 E. 1142 A.

ἐξαρνέομαι Plato 689 B. Aristid. II. 288.

ἔξαρνος I. 400 B. 467 A. 565 C. 770 A. 849 E. Dio Chr. 499 C. 517 B. Aristid. I. 134. 428. 458. 481. II. 425. 21. 83.

ἐξαρπάζω—ται mortuus vulg. ἀναρπ. II. 117 B.—μαι quem πολιορκίας I. 470 D. Sim. 869 C.—cui quid I. 594 A.—libero quem I. 662 D. 891 F.—Simpl. I. 770 B. 772 D. 804 A.

ἐξαρτάω II. 1021 A. I. 112 E. 187 B. 727 F. 998 F.—ἀλλοτρίας δόξης τὴν ἐμὴν δόξαν ἐξαρτῶ I. 1027 D.—μοι ὄχλου I. 796 A.—ῆσθαι θεοῦ II. 163 E. Hippodam. Stob. 554, 15.—τᾶσθαι τινος II. 383 A. 559 C. 901 E. I. 161 A. 465 D. 551 B.—ται campus λόφου I. 937 F.—ται τινος τι I. 564 A.—θαι πήραν Æsop. I. 564 C.—ται urbs ab alia I. 748 D.—μοῦ hominum multitudo I. 837 E. Sim. 989 C. 1056 B.—σθαι τινος studere cui I. 984 E. 1047 A. 1049 D. Dio Chrys. XXXIV. 422 B. Aristid. I. 191. II. 296. 422.

ἐξαρτύειν τι ὥσπερ ὄργανον I. 862 E.—II. 437 D. 973 D. I. 156 A. 214 D. 386 D.—pass. Numen. Euseb. P. E. XIV. 729 D.—μαι classem I. 499 A. F. Sim. I. 910 B. 996 F. Aristid. I. 142.—corpus ipse I. 848 F.—navibus, sc. instructus sum I. 944 D.—Simpl. Athen. 511 D. Aristid. I. 223. 419.

ἔξαρχος II. 65 C. 158 D. 792 F. I. 67 C.

ἐξάρχω—ειν βουλὰς II. 118 E. Sim. I. 1056 C.—in oratione II. 741 F.—Simpl. II. 1013 E.—τινὶ παιᾶνος I. 27 C. 53 E. Xenoph. H. Gr. II. 4, 10.—τινὸς Plato 667 A.

ἐξὰς II. 738 F. 744 B. 1018 C. I. 42 F.

ἐξασθενέω II. 411 D. E. 822 D. 1054 A. I. 230 B.

ἐξασκέω II. 800 B. I. 154 A. 245 F. 363 C. 412 E. F.—εῖσθαι περί τι edoctum esse in re I. 526 B. 631 B.—ornatum esse I. 537 A.—έω quem Himer. 188.

ἐξατμίζω II. 898 A. 906 C. 919 C.

ἐξηγητικὰ libri prodigiorum I. 539 B.
ἑξήκοντα, ἔτη II. 136 D.
ἑξηκονταετία I. 873 C.
ἐξήκω II. 1072 D.—tempus ἐξήκει II. 540 D. Plato 651 D. Ariftid. I. 155. 159. 207. 543.—κλῆσις II. 833 F. —pereo Ariftid. I. 111.—definit Ariftid. I. 410.—Plato 619 D. 681 D. 703 B.—ἐξήκοντες anni præteriti Ariftid. I. 74.
ἐξηλιόω (mf. II. 930 F.) II. 929 D.
ἐξημερόω II. 980 E. 997 E. I. 61 D. Weffel. Diod. Sic. T. I. p. 19.—I. 186 A. 274 C. 252 F. 633 D. II. 86 E.
ἐξημέρωσις II. 987 E. I. 69 F. Porph. Abft. III. 18.
ἐξήνιος II. 510 E.
ἐξήρης I. 778 B. 930 B.
ἑξῆς II. 30 B. 117 C. 236 B. 1027 E. 1029 B. 1050 C. I. 780 D. Plato 702 C. Ariftid. I. 106.—II. 826 B. ὁ ἑξῆς λόγος II. 948 A. Plato 670 F. Ariftid. I. 104.
ἐξηττᾶσθαι τινος II. 644 B. I. 671 E.
ἐξιάομαι Plato 662 E. 677 D. 683 E. 684 G. bis. Ariftid. I. 314.
ἐξιδιοῦσθαί τι—Hierocl. Stob. 477. Herodot. Vit. Hom. VI. 2. ἐξιδιοποιεῖσθαι Diog. L. I. 40.—ἐξιδιάζομαι Theophr. Teftam. Diog. Laërt. V. 53.—Philo Bybl. Eufeb. P. E. 39 D.
ἐξίδρωσις II. 949 E.
ἐξίημι—ἐξιᾶσι fontes II. 670 C.—II. 682 F. 738 B.—σι fluvius in mare I. 637 D. Dio Chr. 437 C. Ariftid. I. 233. II. 333 bis.—ἐξῆκα χρόνον, tranfegi Dio Chr. XII. 198 A.
ἐξικμάζω II. 690 A. 910 C. 950 A.
ἐξιλάσκομαι II. 149 D. ubi v. n.
ἐξικνεῖσθαι τῷ λόγῳ διὰ τὸ κάλλος fine gen. II. 347 D.—εἰπεῖν valeo dicendo Ariftid. I. 82.—χιλίων ἐτῶν II. 397 A.—cum inf. Ariftid. I. 89. 202.—περαιτέρω II. 551 C.—II. 414 C. 409 D. 56 B. 149 D. I. 761 F. 769 A. Ariftid. I. 104. 170.—πρὸς ἐπίβλεψιν τινος II. 619 D.—τι πρὸς τέλος II. 621 C. 962 A. B. I. 366 B.—Simpl. II. 721 B. 722 C. 745 E. 934 A. 951 B. F. 937 B. 1002 E.

ἐξίσωσις II. 1078 A. I. 88 B. 813 A.

ἐξίσταμαι,—ἐξίστημι—σθαι mente I. 412 C.—ται τι abit I. 421 E.—mutatur II. 16 B.—de planta, mutor II. 648 D. 649 D.—vinum II. 692 D.—II. 71 C. 1054 A. I. 397 E.—enthuſiaſmo II. 623 B.—σι (Zephyrus vinum II. 655 E.) II. 663 B. (702 A. τῆς ποιότητος) 725 B.C. 911 E. 914 C. 915 D. 919 D. vinum II. 988 D.—ται equus I. 933 F.—ται τοῦ καθεστηκότος δι' ὀργὴν αὐτοῦ I. 903 B.—μι remp. muto I. 866 C.—μαι cedo I. 778 F.—μαι τοῦ φρονεῖν I. 689 D.—μαι πρός τι I. 675 B.—μι quid muto I. 573 A.—σι me quid ὀργῇ I. 424 B. Sim. 1034 F.—ἐκστῆναι πρὸς ὄρεξιν II. 663 D.—diſcedo II. 688 C.—ἐκστὰς attonitus I. 222 C.—paſſ. mutari, ægrotari II. 764 C.—785 C.—μαι τινὶ τινὸς II. 813 A. 863 E. I. 33 D. 103 D. 270 B. 328 B. 371 D. 402 C. 478 B. 516 B. 527 D. 566 C. 623 C. 786 D. 817 A. 884 D. 924 A. B. 343 E. 945 C.—II. 822 D. 986 B.—τι, act. ejicio quid II. 824 A. 914 B. tumultu II. 844 E. 988 D.—ομαι τῆς κατὰ φύσιν ποιότητος II. 939 E.—μι τινα ſtatu moveo II. 945 B.—τὸ φρονεῖν II. 963 E.—μαι τινι ὁδοῦ II. 967 E. I. 30 C.—τινος II. 1062 E. 1068 D. I. 33 F. 55 B. 76 D. 106 F. 114 D. 260 C. 466 D. 522 A. 595 E. 1014 D.—II. 1085 A. 1114 E. 1115 E. I. 49 E. 81 E. 100 A.—τι ἐμαυτοῦ, ἐκστήσειεν—f. ἐξ. II. 1099 E.—mutor I. 37 E.—ſimpl. e via I. 67 B.—λογισμὸν I. 90 B. 217 F. 520 E. 557 E.—ἐξίστημι dilator I. 103 F.—ται τὰ ἤθη ἀρετῆς I. 173 A.—τοῦ παρόντος II. 432 D.—τινα τοῦ λογισμοῦ I. 177 A.—μαι λογισμῶν I. 508 B. Sim. 1052 B.—σι καὶ ταράττει ſanitatèm II. 136 C.—σι quid, ſubaud. animum II. 165 A.—μαι τινι τινος II. 183 C.—τῶν πατρίων νόμων II. 220 F.—σι me docentem ſtrepitus, i. e. turbat Dio Chr. XX. 264 A.—ἐξεστηκὼς οἶνος Dio Chr. 539 D. Ariſtid. I. 255.—ἐξεστάναι dolore, ira Dio Chr. 521 B.—σθαι τινι εἴς τι Plato 673 F. et in myſteriis Ariſtoph. Ran.—σθαι ἑαυτοῦ mutari Ariſtid. I. 63.—ſana mente ib. 428.—ἐξεστηκώς τινος expers ib. 466.

ἐξισχύω τινος II. 801 E.

ἐξίτηλος II. 68 B. 549 D. 551 D. 652 D. 686 C. 693 B.

ἐξυδατοῦσθαι II. 292 C. Theophr.
ἐξυδρόω II. 898 A.
ἐξυλακτεῖ juvenis ad omnes ſermones II. 39 B. I. 1050 C.
ἐξυπηρετέω τινὶ II. 656 D. Eurip. Autol. III. Muſgr. Callicrat. Stob. 485.
ἐξυπνίζω paſſ. II. 979 C. 1044 D. I. 929 F.
ἔξω—διὰ τὸν νόμον II. 752 A.—extra nos res II. 686 F. 689 F.—τοῦ δυνατοῦ καὶ συμφ. hoc eſt II. 102 C.—in ſuperficie corporis I. 123 A. extra corpus II. 128 C. 131 B.—retrorſum II. 162 D. 168 C.—extra domum II. 155 D. 168 D.—βλέπειν v. n. ad II. 80 E.—τρέπειν τι II. 485 E. 815 B. I. 133 E.—λόγου τίθεσθαι τι II. 671 A. 1017 D. I. 253 B. 480 B. 733 F. 852 C. Plato 570 E.—τίθεσθαι ἑαυτόν τινος II. 815 D.—ωτέρω τινὸς extra eum II. 879 A.—ἡ ἔξω θάλασσα, oceanus, II. 921 C. 920 F. conf. I. 552 E. 583 E. 690 D. 700 B. 713 A.—in alia re II. 1120 F.—οἱ I. 142 A. II. 180 D.—ὁ ἔξω πόντος I. 166 C.—extra portam I. 633 B.—τῆς μάχης παρόντες quidam ad Pharſalum I. 656 D.—περισπάω quem extra urbem in provinciis I. 768 A.—ap. plebem I. 784 D.—τῶν ἑαυτοῦ λογισμῶν I. 863 C.—ap. alios I. 889 C.—τὰ ἔξω πράγματα, extra ſuam artem II. 43 E.—ἔξω an εἴσω τὰ ἴχνη τέτραπται II. 79 B.—ἔξω γίνομαι τῶν φρενῶν II. 223 B.—ζῶντες Cretenſes Plato 664 F.—τοῦ λόγου λέγειν Plato 689 B.—ἔξω τῆς πόλεως πρὸς τῇ πόλει ib. 690 F.—ἔξω γῆς καὶ θεῶν ignarus omnium rerum Ariſtid. I. 256. Sim. 263. 265.—στηλῶν καὶ Γαδείρων ὁ νοῦς Ariſtid. II. 354.—τὰ καλὰ ἔξω τρέπειν τοὺς ἀγαθοὺς dixit Pindarus Ariſtid. II. 403.—ἔξω φθέγγεσθαι ſc. extra ſcenam id. II. 414.—ἔξω τινος εἶναι ignarum eſſe cujus id. I. 91.—διατρίβειν Phil. Jud. 1062 E.
ἔξωθεν—εἴσω τὸν λογισμὸν στρέφειν II. 463 E.—τι σκοπεῖν Ariſtid. I. 151.—fere abund. II. 734 C.—ὑπαγορεύω magiſtratus II. 790 E.—περικεῖσθαι ornatum II. 820 A.—II. 989 C. 100 C. 102 A. 131 A.—ἐπείσοδος ἔξωθεν τοῦ ἐκτὸς II. 903 D. 907 C.—II. 1035 A. D. I. 140 A. 144 C. 145 B. 147 D. 251 E.—οἱ, peregrini, exteri I. 24 F.—extra argumentum I. 334 B.—εὖ φρονεῖν I. 393 C. Sim.

ἐπαγρυπνέω I. 1001 A.

ἐπαγγελία ſtilus II. 45 A. leg. ἀπαγγελία. Galen. T. I. 35 A. ſtilus, ſed mox 36 A. profeſſio, materia libri, 38 C. 49 A.—promiſſio, jactatio, II. 238 A. I. 53 A. Taylor. Demoſth. F. L.. T. IX. p. 344. ed. Reiſk.—II. 29 E. 62 D. E. 64 B. Dio Chr. 622 B. Ariſtid. I. 144. 145. 395.—σπονδῶν Ariſtid. I. 55.

ἐπαγγέλλεσθαι ἑαυτὸν II. 512 A.—ω τινι κρίσιν II. 922 F. Med. II. 94 C. 145 C. 173 E. 195 B. 200 C. 233 F. 1043 F. 1106 C. I. 126 F. 629 F. 813 E.—ω τι I. 149 D.—nuncio I. 215 A.—plebi arma, πόλεμον, ad arma voco I. 219 C. ἐκεχειρίαν Dio Chr. VI. 93 A. Caſaub. —μαι promitto I. 388 F. 394 D. E. 395 A. 396 B. 443 D. 637 B. 724 F. II. 29 E. 41 D. 109 A.—cui convivium, ut alias καταγγέλλω I. 582 A. 906 C.—μαι φιλοσοφεῖν II. 75 C. incipio—μαί τι ὡς μουσικὴν ἄριστα ἐπιστάμενος Dio Chr. 622 A.—ἐπαγγέλλω recito, leg. ἀπαγγ. II. 105 A.—μαι τινι invito quem, Ariſtid. I. 265. vid. Reiſk.—ω τοῖς φίλοις συνουσίαν Ariſtid. I. 328.—ω poſtulo id. I. 499. 550.—μαι promitto id. I. 499.—philoſophiam. id. II. 308.

ἐπαγγελτικὸς I. 258 E.

ἐπάγω ſimpl. induco I. 1019 B. II. 123 A. 709 B. C. D. 710 B. 719 B. 1075 D.—δίκην I. 862 B.—548 F. 645 A. 800 D.—τῷ νόμῳ ψῆφον I. 829 D. Sim. 839 E.—pro ἀπάγω I. 210 E.—cui αἰτίαν I. 836 A.—ψόγον cui II. 35 B.—juvenem carminibus pro εἰσάγω II. 25 D.—ω vulnus I. 973 D.—ω aggredior I. 921 A.—μαι quem voco I. 810 F.—γω cibum equo, *do* I. 732 D.—μαι exercitum I. 663 A.—Pompeius videbat τὴν οἰκουμένην ἐπῆχθαι τρισὶν θριάμβοις I. 643 B.—cui δεισιδαιμονίαν I. 591 A.—cui δόλον I. 562 E. 618 D.—hoſti exercitum I. 553 E. 562 A.—ἐπάγω τὸ εἰκὸς opinioni, ita leg. pro ἀπ. II. 430 A. —allicio II. 1137 C.—μαι bellum I. 179 B.—γω dux ſum I. 178 D.—μαι bis, diverſe I. 383 D.—quem I. 379 B. 398 E. 409 A. II. 178 D.—legem I. 422 C.—γει τι ὄψιν I. 444 C.—ω ad videndum I. 513 B.—concilio mihi quem I. 529 E.—ἐναργείας φαντασίαν ἐπαγόμενον II. 64 A.

II. 145 C.—καὶ ᾄδω Plato Leg. II. 578 D. 580 D. 581 D.—ταῖς τῶν νέων ψυχαῖς Leg. VII. 637 C.—πείθων Plato 646 D. 622 D. 687 B.—μενον, pro epodos Ariftid. I. 330.—Ariftid. II. 19.

ἔπαθλον præmium II. 617 E. I. 224 E. 377 E. 502 D. 516 C. 521 B. 594 C.

ἐπαθροίζω—μαι I. 935 D.

ἐπαιγίζω Ariftid. I. 358.

ἐπαιδέομαι Plato 678 D.

ἐπαινετὴς et ζηλωτὴς Demofthenis II. 741 D.—II. 51 F. 53 B. 80 E. 157 E. 164 C. 227 B. 238 A.

ἐπαινετὸς II. 1039 C. Chryfipp.—Plato 703 D.

ἐπαινέω I. 100 A. II. 39 B. 40 B. 88 B. 90 F. 111 A. 119 C. 142 E. 148 D. 149 A. 151 A. D. 154 E. 158 A. 164 B. 180 E. 182 A. 189 C. 190 C. 205 F. 207 A. 208 B. 215 E. 217 F. 218 A. C. F. bis. 220 D. E. 223 F. 229 D. E. 230 F. 231 B. 232 E.—I. 125 C.—et μακαρίζω I. 246 D.—ἐπαινεσόμενος Activ. I. 326 B.—τὴν τύχην I. 1002 F.—θαυμάζω oppon. II. 7 A. conf. 44 B.—recufo II. 22 F.—τιμάω II. 44 B.—μέγα Alcæus II. 763 E. —τέχνη ἐπαινοῦσα Εὐριπίδειον, i. e. confirmans Euripidis dictum II. 959 C.—μετρίως ἐπαινούμενον παρέχω ἐμαυτὸν I. 408 D.—differt a ζηλόω I. 1037 E.—Simpl. II. 26 A. 40 A. 50 B. 55 D. E. 57 C. 58 B. 59 A. 60 E. 61 B. 66 A. 72 D. 73 C. 88 B.—θαυμάζω, ζηλόω II. 84 B.—τι, contentus fum aliqua re, Mufon. Stob. 489.—oppon. αἰνέω Plato 690 D.—ἐπαινούμενος λόγος, proverbium, Plato 691 F.

ἔπαινος καὶ δόξα II. 1100 B. 12 C.—ei parcere, ut pecuniæ II. 44 B. C.—I. 133 B. II. 32 D. 35 A. 39 E. 40 A. 50 B. 55 B. E. 56 A. B. D. F. 57 A. B. 58 A. B. 70 B. 71 B. 73 D. 91 A. 190 D. 203 F. 238 A.—laudatio I. 993 B. Markl. Eurip. Suppl. 858.—in judicio I. 783 A.—epitaphius Ath. I. 855 C.—in ἐγκωμίῳ I. 922 B. difting. II. 9 A.—funebris I. 993 B.—ἐπαινὴ Περσεφόνεια *laudanda* Tibull. Vid. Scal. p. 142. II. 23 A.—οἱ περὶ τοὺς ἑτέρων ἐπαίνους γλισχροὶ ἔτι πεινῆν καὶ πενέσθαι ἐοίκασι

ἐπακολούθημα εἶ cui factio I. 800 A.—intelligo I. 846 E. Plato 655 B. 694 G.—cui ad ταφὴν I. 967 A.—εῖ malum, error, Aristid. II. 228.

ἐπακολούθημα effectus II. 641 D. E. I. 344 B. 525 C. Philo Jud. Euseb. P. E. 395 A. 396 A. Gatak. Anton. p. 94 E.

ἐπακολούθησις II. 117 D. ubi v. n.—σιν ἔχειν II. 641 C.—κατ' II. 1015 C. M. Ant. VI. 44.

ἐπάκουστος Emped. II. 17 E.

ἐπακούω II. 1030 A. 1122 C. 118 A. I. 374 E.—καταιβάτης καλούμενος II. 338 A.

ἔπακρος classis civium Athen. II. 763 D.

ἐπακτὸς I. 191 A. Phintys. Stob. 445, 8. Aristid. II. 395. I. 535.—ὅρκος Zenob. III. 80.—Eurip. II. 604 D. Philem. Cler. p. 354. I. 1034 B.

ἐπαλαλάζω I. 301 B.

ἐπαληθεύειν alicujus dictum II. 107 A. ubi v. n.

ἐπαλείφω II. 966 E.—metaph. Aristid. II. 29.—naves minio ib. 214.

ἐπαλλὰξ II. 140 E. ubi v. n.

ἐπάλλαξις II. 45 D. 140 E. ubi v. n.

ἐπαλλάττω manus I. 505 D.—nominis, confundo, permuto, Porph. Grad. §. 35. p. 241.

ἐπάλληλος (γάμοι II. 338 C.) 721 C. 887 C. I. 274 E. 632 B.

ἔπαλξις II. 245 D. ubi v. n. I. 296 F. 704 F. 998 C.

ἐπαμάω—μαι τινι τι II. 982 B. Jambl. V. P. 192. Aristid. I. 323. Philo 530 A.

ἐπαμπέχω—μαι ut περιαμπέχω II. 1102 C. Sic ἐπαμφιάω Philem. Stob. 419, 55.—μαι animo I. 573 A.—ω quid ὕβρει I. 1069 B.

ἐπαμύνω I. 336 B. 976 E.

ἐπαμφέρω Solon I. 96 B.

ἐπαμφοτερίζειν II. 229 C. Ruhnken. Tim. 78. I. 205 A. 429 B. 445 D. 512 C. 524 A. Upton. Ind. Epict.

ἐπὰν II. 112 F.

ἐπανάγω—redeo II. 119 F. 7 A. 590 E. 933 C.—in altum vehor 298 C. I. 211 C. Dio Chr. XI. 167 D.—Simpl.

A.—bona I. 215 C. 254 A. 601 B. 629 D. 700 B. 701 F. II. 85 D.—inſpicere I. 412 F. (quid ἥλιος, ut Jul. I. 1065 B.)

ἐπείκω—ἐπέοικε II. 1029 F.

ἔπειμι—ἡ ἐπιοῦσα cras II. 838 D. 1129 D. I. 417 B. 469 F. 536 A. 541 D. 560 E. 791 F. 865 C.—inf. ἐπεῖναι II. 927 B.—I. 139 E. F. II. 400 B.—I. 118 E. 149 D.—τὸ ἐπιὸν ſc. annum I. 366 C.—inſum, ἔπεστι τινι τι II. 767 B. 63 C. ἐποῦσα I. 110 A.—ἔπεστι τι ἐν τινι II. 793 A.—χάρις II. 874 B. 793 A.—ἔπειμι ἀπανταχόσε μετὰ πειθοῦς II. 854 B.—urbes I. 536 B.—ὅπως ἂν ἐπίῃ in mentem venerit II. 253 E. 1126 D. ? v. l. 57 F.—ἐπιόντι ſurgere II. 806 E. 58 B.—τὸ ἐπιὸν ingruens malum 284 B.—ἐπιούσας Σειρῆνας φεύγειν II. 710 D.—quod in mentem venit II. 711 D. 717 B. 737 B.—ὅτι ἂν ἐπίῃ II. 1079 E. Dio Chr. XII. 198 A.—τὰ ἐπιόντα acceſſio II. 1083 B.—ἐπιὼν ſuperveniens aliud attributum (ut Plat. Phæd.) II. 1077 F.—ἐπιοῦσαι ἡμέραι I. 225 A.—ἐπῆσαν ſuperveniebant I. 265 A. conf. Valck. Herod.—ἐπιὸν ἔτος I. 312 F.—ἐπῄει ipſis in animum venit I. 375 B. Hemſterh. Luc. 26.—ἐπιὼν quem oppugno I. 377 E.—σι cui οἰκτείρειν I. 425 B.—quid in mentem I. 523 E.—μι regioni, invado eam I. 556 A.—ordines aciei I. 560 B.—abeo I. 569 C.—ἐπιὼν χρόνος I. 576 B. II. 118 C.—σι mihi videre I. 616 E.—cui quid dicere I. 603 D. 754 E. 908 F. 994 E. Sim. II. 150 C.—regionem I. 635 A.—ἐπεῖναι pro ἐπιέναι I. 636 B.—ἔπειμι τὰς φυλακὰς I. 655 D.—εἰς τοὐπιὸν ſc. ἔτος I. 732 A. 734 F.—μι urbes I. 868 F. 920 A. 996 F.—σι hoſtis I. 920 D.—ἐπίασι hoſtes II. 29 D. 143 C.—ἐπιόντες λόγοι in oratione, nondum dicti II. 39 F.—ἔπεστιν pro ſimpl. ἔστιν—f. leg. ἔτ' ἔστιν II. 109 C.—ἐπιόντος ἀνέμου II. 123 E.—ἐπιών τι II. 148 D.—advenio II. 227 F.—ἡ ἐπιοῦσα ſubaud. ἡμέρα II. 205 E.—malum II. 214 E.—τὰ ἐπιόντα cibi continuo ingeſti in ventrem Philo Jud. Euſ. P. E. VIII. 399 A.—an hinc ἐπιούσιος ἄρτος? Sol ſemper τὴν αὐτὴν ἐπιὼν ὁδὸν, ita leg. pro ἀπιὼν Dio Chr. III. 49 C.—ἔπεισί μοι θυμὸς Plato 681 F.—ἐπιέναι in men-

ἐπεκλύω I. 532 E. l. ὑπεκλύω.

ἐπεκτείνω ſermonem II. 1147 A.

ἐπεκτρέχω II. 772 F.

ἐπεκφέρω—ει quid anim. I. 680 B.—ἐμφέρω Hippodam. Stob. 554.

ἐπέλασις I. 249 D. 1016 A.

ἐπελαύνω cui ὅρκον II. 858 F.—I. 141 B. 315 B. 393 B. 585 E.—f. ἀπ. I. 563 B.

ἐπελαφρύνω II. 165 F.—ἐπελαφρίζω Phil. Jud. Euſeb. P. E. 336 D. Dio Chr. 56 C.

ἐπέλευσις II. 1045 C.

ἐπελευστικὴ δύναμις II. 1045 B. C.

ἐπεμβαίνειν τινι, inſultare cui, invehi in quem II. 59 D. 346 B. 463 D. 483 A. 598 B. 808 B. 868 A. 1078 C. I. 365 E. 381 A. 522 F. 773 B. 855 C. 870 C. Eurip. Hipp. 668. Philo Jud. Euſeb. P. E. VIII. 386 D. Nic. Damaſc. ib. X. 419 A. Ariſtid. II. 265.

ἐπεμβάλλω II. 1109 E. Dio Chr. 460 B. Ariſtid. I. 420.

ἐπένδυμα I. 684 B.

ἐπενδύω I. 283 D.

ἐπεξάγω cui rei narrationem II. 855 C.—I. 936 F.

ἐπεξαμαρτάνω Ariſtid. I. 397. 497.

ἐπέξειμι II. 191 C. 214 F. Plato 657 A. 659 E. 660 C. Ariſtid. I. 396. 446.

ἐπεξέρχεσθαι pro διεξέρχ. narrare II. 391 F. 438 D. Jambl. V. P. 218. Ariſtid. I. 518.—I. 136 E. 762 D. 950 E. II. 206 D. 435 F.—ἀδίκημα punire I. 455 B. 740 F. 845 C.

ἐπεξηγέομαι I. 1014 F.

ἐπεξίεναι φόνῳ II. 261 B. Sim. I. 987 F.—τινι Simpl. II. 817 C. I. 68 A. 166 C. 418 B. 231 C. 303 E. 613 B. —narro I. 967 E.

ἐπείπω II. 810 C.

ἐπεργάζομαι Plato 648 F.

ἐπεργασία Plato 648 F.

ἐπερεθίζω I. 590 B.

ἐπερεθισμὸς venereus II. 908 E.

ἐπερείδειν τὴν διάνοιαν II. 392 A.—τῷ φιλεῖν ἑαυτὸν II. 463 C.

Porph. Abst. I. 29.—ἐπισχὼν neutre II. 740 B.—τάξιν τινὸς II. 910 D. 892 E. 921 D. I. 66 A.—assensum II. 955 C. 1056 E. 1120 C. 1122 C. 1123 C. E. 1124 A. —ἐπίσχες dialog. II. 940 F. 965 D.—τινι Eur. Bacch. 1131. ibi Musgr. I. 393 C.—cui rei γνώμην I. 259 A. —Simpl. cohibeo II. 151 A.—locum in navi I. 239 D. —obtineo I. 297 A.—τὴν δίαιξιν I. 364 C.—neutre, cohibeo me I. 372 F. 401 C. 554 C. II. 62 A.—ἐπισχὼν μικρὸν I. 391 C. II. 118 D. 119 C. Sim. 151 C. 152 A.—ἐπισχὼν ploratum, i. e. suum II. 164 A.—ει σκότος neutr. I. 416 F.—ω locum I. 420 E.—ει nox *venit* I. 562 E.—ventus, alias κατέχει I. 576 E.—ω cujus cupiditatem I. 647 E.—cui gladium I. 711 C.—cui τῇ χειρὶ τὸ στόμα I. 772 D.—πλοῦν I. 778 B.—ἐπέχω τὸ πνεῦμα, habitum contineo I. 793 A.—μικρὸν I. 859 D.—ει navis πρὸς Πελοπόννησον tendit ad Pelop. I. 946 E.—ω τινα τινος I. 945 F.—ἐπέσχητο vox I. 991 A. Sim. II. 162 D.—χει urbem κλαυθμὸς I. 1074 D.—ω λόγον τινος Aristid. II. 41.—ω τὴν διάνοιαν ἐπὶ μείζοσι γάμοις Plato 680 E.—τρόπον τινὸς instar cujus, Sext. Emp. 285.

ἐπήβολος II. 8 A. ubi v. n.

ἐπήκοος τινος II. 588 D. 767 E. I. 99 A. Jambl. Stob. 471. 472. Plato 682 F. bis G. 620 B. 632 E. 652 G. ἐν ἐπηκόῳ Pausan. 333. Euseb. P. E. 179 C. εἰς Dio Chr. 587 C.

ἐπηλυγάζομαι II. 971 C. Dionys. Alex. Euseb. P. E. XIV. 777 A. Ælian. N. A. I. 41. III. 16.

ἔπηλυς II. 134 D. 584 C. E. 756 C. 758 E. 988 B. 989 C. I. 15 C. 5 F. 60 D. 63 E. 145 A. 568 E. 587 E. 910 E. Jambl. V. P. 37. Dio Chr. XI. 163 C. f. Aristid. I. 338. 109. 232. 384.

ἐπηρεάζειν v. n. ad II. 135 D.

ἐπήρεια II. 117 A. 397 D. 1096 E. Ruhnken. Xenoph. Mem. III. 5, 17. Wass. Thucyd. I. 26. Philem. Stob. 520, 54. Dio Chryf. 520 B. Aristid. I. 450. 526. 541. Himer. 776.

ἐπήτης Homer. Aristid. I. 27.

ἐπὶ gen. ἐπλευσαν ἐπὶ Θράκης II. 293 B.—ὁ ἐπὶ τῆς αἰχμῆς

—ἐπί τινος ὁ λόγος κρατεῖ de aliquo I. 14 A.—ἐπ' οἰωνῶν καθέζεσθαι I. 31 F.—τὴν ἐπὶ Κρότωνος πορεύεσθαι I. 35 D.—ἐφ' ἑαυτοῦ f. ἀφ' ἑαυτοῦ I. 37 B.—ἐπὶ καιρῶν opportuno tempore I. 47 B.—ἐπὶ τῆς ιγ̄ Ὀλυμπιάδος I. 60 A. 66 C.—ἐπὶ τῆς δίκης in judicio I. 83 D.—pro περὶ, ἀναῤῥίπτειν τὸν ἐπὶ μεγίστων κίνδυνον I. 111 B.—quid facere, *in aliquo, de* I. 123 B.—τῶν χρόνων τούτων I. 129 D.—τῶν ἐργαστηρίων in I. 149 D.—τῆς ἀγορᾶς I. 149 D. 151 D. 456 E.—in, ἐπὶ τῆς ἀληθινῆς ἀρετῆς κάλλιστα φαίνεται τὰ μάλιστα φαινόμενα I. 155 E.—ἐπὶ τοῦ βήματος quem laudare I. 156 D.—ἐπὶ τῆς ἀληθείας κρατεῖν τὴν διήγησιν I. 167 C. Sim. II. 125 F. —τῶν σημάτων orationem habere I. 167 D.—τῶν ὅρων I. 157 C.—ἐπ' οἴκου abire I. 163 D. 287 A. 290 B.D. Sim. 428 E. 442 A. 465 A. 492 E. 513 C. 555 C. 569 B. 636 E. 658 D. 816 E. 903 F. 941 F.—ἐπὶ τοῦ ποτηρίου quem laudare Alex.... Casaub. Theophr. Char. XX. p. 207. ed. Fisch.—ἐφ' ἡμῶν nostra ætate, Valck. Theocr. VII. 86. Pausan. 463. 510. 513. 640. 648. I. 955 F. Wernsd. Himer. 464. et citati.—τὰ ἐπὶ Θράκης I. 527 A. Sim. II. 190 B. 219 D. Wessel. Diod. Sic. I. 506.—ἐπί τινος ἑαυτὸν τηρεῖν, in sententia manere II. 422 A.—ἐφ' ἑνὸς μένειν II. 430 F. I. 213 A.—ὅρα δὴ πρῶτον ἐπὶ τῶν τεχνιτῶν II. 436 A.—ἐπὶ Δωρίου τόνου ποιεῖν II. 1135 A.—ἐπὶ τῶν ὅπλων exercitum continere, pro ἐν τοῖς ὅπλοις I. 180 F. —ἐφ' ἡγεμονίας urbem custodire, ut præfectus, I. 186 D. Sim. 201 B. 209 E. 211 B. 216 E. 237 C.—ἐπὶ στόματος quem habere, pro διὰ I. 189 C.—ἐπὶ τῆς οἰκίας, domi I. 203 B. 253 D. 257 C. 274 A. 474 E. 525 C. 526 B. 711 E. 864 D. 876 E.—ἐπὶ ὀργῆς ira I. 227 E.—ἐπὶ ἐλπίδος I. 241 A.—οἱ ἐπὶ τῆς φάλαγγος, ipsa phalanx militum I. 265 D.—οἱ ἐπὶ τοῦ νομίσματος præfecti monetæ I. 267 D. Sim. II. 182 B.—ἐπί τινος μένειν in sententia manere I. 275 B. Sim. 570 A.—τινι II. 112 B.—λόγος de quo, pro περὶ I. 294 B.—ἐπὶ διαγράμματος quid explorare i. e. Mathem. non re ipsa, sed lineis et figura I. 308 E.—ἐπί τινος θύειν in aliquo festo sacrificare I. 311 A.—viderunt patriam auctam ἐφ' ἑαυτῶν, *viventes adbuc*, f. leg. ὑφ' I. 279 E.—ἐπὶ νήσων πλεῖν, in insulas navigare I. 321 C. Sim.

E.—ὁδὸς ad locum I. 934 A.—τῆς θαλάττης ad mare I. 946 A.—ἐπὶ Δημητρίου τοῦτο ἄμεμπτόν ἐστι, hæc Demetrii actio non habet reprehensionem I. 956 C.—ἐπὶ τῆς πολιορκίας ἡσυχάζω I. 973 A.—ἐπὶ οἴκου abire I. 979 E. in locum 986 C. 994 F. 998 E.—ἐπὶ τῶν ἐμβολῶν quem constituo, in rostris R. I. 992 D.—ὁ ἐπί τινος præfectus I. 995 A.—ἐπὶ τῶν ὅπλων νυκτερεύω armatus I. 1036 B. ἐπὶ τῶν ἱερῶν signum I. 1047 D.—ἐπὶ τῆς ἀγορᾶς I. 1066 A.—οἱ ἐπὶ Τροίας Athen. 511 D. (cum accus. οἱ ἐπὶ Τροίαν Clearch. ib. 457 F.)—ἐπί τινος quid accidit alicui homini, in aliquo Athen. 607 C.—ἐφ' ἑαυτοῦ γενέσθαι ex mentis affectu ad se redire, Hippocr. Ep. XX. p. 19 D. —ὧδε εἶχον ὡς ἐπὶ μαινομένῳ Δημοκρίτῳ ib. C.—fere abund. περὶ τῆς ἐπὶ τῶν τεθνεώτων ἀνατομῆς—τῆς ἐπὶ τῶν ζώντων Galen. T. I. p. 51 A.—ἐπὶ γῆς νεύειν, f. γῆν, cum aliis codd. II. 81 B.—ἐφ' ἑτέρων μᾶλλον ἢ ἐφ' ἑαυτῶν apparet nobis vitium II. 40 C.—ἐπί τινος quid facere, in aliqua re II. 40 D. Sim. 45 C. 110 A. 124 A.—ἐφ' ἁρμονίας πεποιημένη ᾠδὴ II. 46 B.—ἐπὶ τῶν συμφορῶν ἀπαθὴς pro dativ. II. 102 D.—ἐπί τινος τι λέγειν, pro περὶ II. 107 D. 136 D.—ἐπὶ τῶν ἔργων re ipsa II. 119 D.—τῆς εὐανθεστάτης ἡλικίας in II. 120 A.—ἐφ' ἑαυτοῦ peculiariter, per se ipsum II. 126 B. Aristid. I. 117.—ἐπὶ σκηνῆς τινα κομίζειν II. 161 B.—ἐπὶ δελφίνων vecti servantur, al. ὑπὸ II. 163 C.—ἡ ἐπὶ τῶν σπλάγχνων γλῶσσα II. 166 B.—παρατάξεως II. 236 D. 242 A.—ἐπί τινος ἐπίγραμμα II. 241 A.—τῆς οἰκίας II. 198 C.—στρατοπέδου II. 198 A.—ἐφ' ἑαυτῶν soli II. 214 A.—οἱ ἐπὶ τῆς Ἀσίας Ἕλληνες II. 210 D bis. 212 D.—τῆς στρατείας II. 199 D.—ἐφ' ἵππου ἀναβαίνειν. Vid. Ἀναβ.—ἐπί τινος scriptor quid dicit in loco de aliquo Vit. Hom. §. 147.—ἐπὶ τοῦ παρόντος cui quid concedere Disp. Teles Stob. 522.—ἐφ' ἑαυτοῦ περιφέρειν clavem, secum in vestitu vel sacco Numen. Euseb. P. E. XIV. 734 B.—ἐφ' ἡμῶν nostra ætate Dio Chrys. XXI. 270 D. XXXI. 344 C.—οἱ ἐπ' ἀξιώματος Dio Chrys. XXXI. 343 C.—μένειν ἐπὶ τοῦ σχήματος τῆς ἀρετῆς ib. 360 A.—ἐπὶ εἰκόνος stare, statuam habere Dio Chrys. 462 B. ἐπί τινος εἶναι alicui rei studere et perfectum esse

τοῖς I. 1054 D.—ἐπί τινι me interficio I. 1055 D.—ἐπὶ τοῖς ἰδίοις χρήμασι quem heredem relinquere I. 1062 E.—οὐκ ἐπ' ἀγαθῷ I. 1063 C. 1068 A.—ἐπί τινι f. poſt quid I. 1072 D.—τὸ γ' ἐπ' ἐμοὶ, quantum in me eſt, Hippocr. Ep. XIV. p. 14 B. ed. Charter.—ἐπί τινι quid exclamo, de aliqua re, v. ad aliquam rem. v. n. ad II. 71 F.—οὐκ ἐπ' ἀξίοις τι ἀσκεῖν II. 6 E.—ἐπὶ τῷ ἐκείνων ὀνόματι—ἑαυτῶν κατήγοροι γιγνόμενοι II. 14 A.—alicujus rei cauſſa II. 14 B.—ἐπί τινι χρῆσθαι τῷ ὀνόματι II. 23 E.—μηχανάομαι παραγωγὰς in aliquo dicto explicando II. 26 A.—ἐφ' ἑαυτῷ μέγα φρονεῖν II. 32 D.—ῥητοῖς II. 42 E.—quem reprehendo, de facto II. 67 B. 73 B.—εὐνοίᾳ τινος advenire, fere abund. II. 67 D.—ἐφ' ἑαυτῷ θαῤῥεῖν II. 69 C.—ἐπί τινι κακῶς ἀκούειν II. 70 D.—ἐπὶ ταῖς τραπέζαις ad menſas argentarias II. 70 E.—ἐπὶ πᾶσι δυσκολαίνω II. 73 A.—ἐπὶ γάμοις φερνὰς λαμβάνειν II. 78 B.—ἐπὶ τοῖς λόγοις ἔχει κράτος an *in præceptis* an *præter præcepta?* II. 83 E.—ἡγεμονίαις καὶ στρατηγίαις βίος vita imperatoria II. 101 D. ἐφ' ᾧ γε διατελεῖν ea conditione ut permaneas II. 103 C. Menand.—ἐπὶ τούτῳ ἥκω hujus rei cauſſa venio II. 109 C.—ἐπί τινι μένω, frequentius τινὸς, in aliqua re perſevero II. 112 B. —ἐπὶ τοῖς ἀώροις ἀτυχεῖν immatura natorum morte affligi II. 113 C. Sim. 114 D.—θανάτους ἐπὶ τοῖς υἱοῖς γενομένους, pro θανάτους υἱῶν II. 118.—ἐπί τινι alicujus rei cauſſa II. 134 D. 144 B.—ἐπὶ βίου κοινωνίᾳ συνιέναι II. 138.—τοσούτῳ tam parvi lucri cauſſa II. 144 D.—ἐφ' ἑαυτῷ μέγα φρονεῖν II. 146 A.—ἐπί τινι eſt λόγος, an περί τινος, an *poſt quid* II. 146 B.—ἐπὶ πᾶσι ultimum II. 151 B.—γέλωτι quid dicere II. 155 A.—ὁ ἐπὶ τοῖς ἀναγκαίοις βίος II. 160 B.—ἐπὶ τούτοις loquens in colloqu. *poſt hoc* II. 163 F.—ἐπὶ τῷ εἰπεῖν λίθον εἶναι ἥλιον ἔφυγε δίκην II. 169 E.—Poſt II. 152 A. 154 E.—θανάτῳ κατάκριτος I. 346 B.—ναυτικοῖς fœnus I. 349 B.—κοινωνίᾳ quem παρακαλεῖν I. 349 B.—τινι δόξα I. 349 E.—ἐπὶ πολλοῖς ταλάντοις quem vocare I. 350 C.—conditionis I. 354 B. 371 F. 385 A.—μισθῷ I. 356 A. 904 C. ὅσον ἐπ' αὐτῷ ἦν I. 357 D.—χρῆσαι τινι τὴν ἑαυτοῦ σχολὴν ἐφ' ἡγεμονίᾳ commodo cui meum otium, ea conditione ut dux ſim I. 363 C.—ἐπί τινι χαλεπῶς φέρω I. 363

quid est, *in mea potestate* I. 580 E.—ἐπὶ νεωτέροις πράγμασι coire I. 614 B.—ἐπὶ τοῖς ἴσοις καὶ δικαίοις I. 585 F. —ἐπὶ αἱρέσει principum δημαγωγεῖται multitudo I. 591 C. —ἐπί τινι δίκη, vindicta de aliquo homine I. 594 C.—ἐπὶ βασιλείᾳ τρέφεσθαι, filius regis successurus I. 596 D.—ἐπί τινι hoc est θαυμαστὸν I. 604 F.—ἐπὶ παιδείᾳ ἔνδοξος I. 611 B.—ἐπὶ πένθει I. 612 C. 704 E. 722 F.—ἐπί τινι fama est, *ex re* I. 620 A bis.—quem τάττω, alicui rei ducem præficio I. 632 E.—γίνεται resp. ejus imperio subjicitur I. 634 C.—ἐφ' οἷς conditionis I. 634 C.—ἐπὶ φρουρᾷ mare dividere, ad illud custodiendum contra piratas I. 635 E. —ἐπί τινι χαίρω I. 636 A.—ἀγαπάω I. 637 D.—ἐφ' ἑαυτῷ τι ποιεῖσθαι I. 639 F.—ἐπὶ τοῖς δικαίοις æquis conditionibus I. 650 D.—ἐπί τινι ἀτρεμεῖν, in alicujus rei possessione quietum se tenere, arma non movere I. 650 D. 977 C. —ἐπὶ τῷ δήμῳ γενέσθαι, in potestate populi esse, sc. dimisso exercitu I. 631 A.—ἐπὶ δυσὶ τάγμασι καὶ τῷ Ἰλλυρικῷ alterum consulatum exspectare i. e. habens interea I. 651 A.—ἐπί τινι γίνεταί τι alicujus imperio subjectum I. 645 D.—ἐπ' εὐνοίᾳ I. 649 D.—ἐπί τινι ἀγῶνα ἄγω I. 647 A.—σωτηρίᾳ I. 655 B. ἐπὶ τῷ παρόντι I. 659 E.—ἐπί τινι γίνομαι, in alicujus potestate sum I. 660 A. 685 C.—ἐπί τινι ποιεῖσθαι τὴν πρᾶξιν remp. ferendam cui committere I. 660 D.—ἐπὶ μισθῷ ῥητορικῶν λόγων διδάσκαλος I. 660 C. —ἐπὶ τῷ παρόντι in præsenti tempore I. 659 E.—ἐπί τινι λόγος I. 674 B. *de quo.*—ἐπ' ἐμοὶ γίνεταί τι licet I. 663 B. —magia contra me I. 665 D. conf. Xenoph. Mem. III. 11, 18.—ἐπί τινι spe alicujus rei I. 669 D. ἐπὶ πέδαις δέδεσθαι pro ἐν I. 669 E.—ἐπί τινι loco I. 672 D. ἐπί τινι τι εἰπεῖν I. 695 C.—ἐπὶ τιμῇ τινος I. 871 E. 740 D. 787 C. —ἐπί τινι urbem condere, in alicujus honorem I. 699 C. ἐπὶ γνώμῃ dicitur oratio, i. e. ad sententiam suam confirmandam et suadendam I. 711 A.—dies ὀγδόῃ ἐπὶ δεκάτῃ I. 706 D.—ἐπὶ λόγῳ mihi ἐκλάμπει χάρις, mihi dicenti I. 708 F.—ἐπί τινι orationem habere, ἐπὶ omissum ex antec. repetendum I. 709 D.—ἐπὶ τοῖς παροῦσιν ἀτρεμεῖν I. 716 F.—conditio I. 723 A.—ad efficiendum quid I. 725 A.—εὖ πράττειν ἐπὶ τῷ παρόντι, f. in præsentia I. 728 E.—ἐπὶ μάχῃ

I. 939 A.—ἐπί τινι ἥκω alicujus rei cauſſa I. 943 C.—feſtum celebrare I. 949 C.—veſtem lacerare in cujus aſpectu I. 951 F.—θανάτῳ cuſtodiri I. 949 D.—ἐπί τινι veniam accipere facti I. 957 C.—ἐπὶ τῷ πνεύματι ποιεῖσθαι τὸν πλοῦν I. 968 D.—ἐπί τινι ſum in cujus poteſtate I. 973 F.—νέαις ἀρχαῖς ἐκκλησιάζω I. 975 A. comitia habeo eligendis novis magiſtratibus.—ἡγεμονίᾳ venio I. 980 A. Sim. 1045 C.—τινι ποιέομαι τι I. 980 E.—στρατηγὸς fio ut vulgo, ἐφ' ἡγεμονίᾳ τινι I. 987 B.—mercedis II. 858 C. 859 A. I. 122 D. 324 E. 650 C. 674 F. 710 D. 916 E. 931 C. 957 C. 1058 A.—ἐπὶ Σάμῳ expeditio II. 859 F.—ἐπὶ πράγμασι φαυλοῖς αἰτίας χρηστὰς πορίζειν II. 868 D.—ὅσον ἐφ' ἑαυτῷ II. 869 D. 882 F.—ἐπ' ἐκτομῇ II. 859 F.—ἐπ' ἐξειργασμένοις II. 870 C. Dio Chr. XI. 166 B. ſim.—ἐπὶ γενέσει f. tempore nativitatis II. 881 F.—ἐπὶ πᾶσι ultimus II. 880 C. I. 40 C. 116 B.—ὅσον ἐπὶ τῇ ἰδίᾳ φύσει II. 882 C. 886 E.—ἐπ' εὐωχίᾳ κατακόπτειν animalia II. 965 A.—ἐπὶ μάχῃ κονίεται ταῦρος II. 966 C.—ἐπὶ καιρῷ II. 977 C.—ἐπί τινι τι ποιεῖσθαι II. 979 E. cui quid ſubjicere 1107 F. I. 7 B. 50 A. 77 E. 100 A. 311 E. —ἐπί τινι τι ποιεῖν, verſum facere in quem II. 985 A.—ἐπί τινι per quem pro διά τινος II. 1030 C.—hoc accidit II. 1036 F.—ἔνδοξον eſſe II. 1036 F.—ἐφ' ἑαυτῷ II. 1051 B. —ἐπί τινι προσλαβεῖν τι ſupra quid II. 1093 B.—τάττειν ἑαυτὸν II. 1107 F.—ἐπὶ Δηλίῳ II. 1117 E.—ἐπί τινι τι ὀνομάζειν II. 1111 F. I. 156 B.—γέλωτι II. 1127 A. I. 172 A. —ἐπὶ τῷ καλῷ τὴν δικαιοσύνην τιμᾶν II. 1124 E.—ἐπί τινι γελάω II. 1127 C.—ἐπὶ τοῖς ἴσοις I. 11 C. 27 B. 228 B. 247 C. 652 D.—ἐπί τινι πλανᾶται ἡ ἱστορία in aliquo argumento I. 13 A.—κεῖται τάφος in hujus honorem I. 13 B.—ἐπὶ τοῖς ὁρισθεῖσι conditione certa I. 7 D.—ἐπὶ θανάτῳ τινα συλλαβεῖν I. 18 E.—ἐπὶ πολλοῖς κτήμασι hæredem relinquere I. 20 B. ἐπὶ πράξει φαίνεται γὺψ I. 23 A.—ἐπί τινι ἀγῶνα ἐπιτελεῖν I. 25 E.—ἐπί τινι βαρέως φέρειν I. 27 F. 41 B. 115 D. 296 B.—καλεῖν τι ab aliquo quid nominare I. 30 A. 65 D.—propter, in uſum I. 31 F.—punio ob cauſſam I. 31 F. 122 E.—ἐπὶ δόξῃ μέγιστος fere abundat ἐπὶ I. 35 B.—ἐπὶ κοινοῖς in convivium

ἐπὶ δόξῃ quid καλλωπίζειν II. 408 C.—me ipſum amo ἐφ' οἷς ἐγενόμην χρήσιμος, i. e. ἐπὶ τούτοις εἰς ἃ ἐ. χ. II. 409 B. —ἐπ' ἐξεργασμένοις v. Ἐξεργ. Pauſan. 81. 124. 392.—ἐφ' αὑτῷ ſua ætate Pauſan. 476.—ἐπ' αὐτοῖς ἄρχων præfectus militum 799. 800. Pauſan.—ἐφ' αἵματι Pauſan. 177. 186. 187. conf. Αἷμα et φεύγω.—ἐπί τινι τηρεῖν τι in aliquo ſtatu I. 190 B.—præter, inſuper I. 260 D.—ἐπὶ γέλωτι I. 195 A.—ἐπὶ δέκα ταλάντοις conditio I. 195 B. 205 D. 208 C. D. 209 A. 244 A. 252 E. 258 C. 261 D. 563 C. 664 C. 1062 B.—ἐπί τινι δάκνεσθαι I. 195 D.—ἐπί τινι ἥκειν quadam auctoritate I. 198 B.—μεγάλοις πράγμασι quid ſit, *ad* magna negotia I. 200 D. ἐπὶ νόμοις cauſſam dicere I. 201 A.—ἐπὶ αἰτίαις quem κρίνειν, de criminibus I. 201 D.—ἐπ' αἰσχύνῃ τινος in alicujus dedecus I. 207 D.—ἐφ' ἡμῖν τὸ I. 229 C.—ἐπί τινι in finem, effectum, hujus efficiendi cauſſa I. 233 E.—ἐπὶ Σάγρᾳ pugna I. 268 C.—ἐπ' ἐμοί ἐστι licet mihi I. 273 E.—ἐπί τινι τολμᾶν I. 287 B.—ἡγεῖσθαι pro ἐπί τινα I. 297 D.—pretio I. 304 F. 308 A.—ἐπὶ τῷ χρόνῳ τίθεσθαι τὴν πολιορκίαν expugnationem non vi ſed diuturnitate conficere velle I. 307 C.—ἐπὶ ταῖς μάχαις ægrotare, e vulnere I. 313 C. —οὐκ ἐπ' ἀγαθῷ I. 250 F. καλῷ Ariſtid. I. 20.—poſt quid, propter quid I. 319 B. 323 B.—ἐπί τινι luctus I. 327 C. —ἡ ἐπὶ μάχῃ τάξις I. 329 B.—ἄλλα ἐπ' ἄλλοις I. 329 D. —ἐπί τινι προδοσίαν βουλεύειν I. 410 E.—ἐπὶ στρατείᾳ I. 410 E.—ἐπί τινι πάντα τίθεσθαι I. 333 C.—ἐπὶ τῇ τύχῃ τι κεῖται pendet a f. II. 24 E.—ἐπ' ἀγαθῷ II. 520 E. Diog. L. I. 84.—ἐπ' οὐδενὶ ὑγιεῖ II. 104 C. Simil. 730 B. 783 C. —ἐπ' οὐδενὶ χρησίμῳ II. 456 A.—ἐπ' οὐσίᾳ πολλῇ filius II. 109 B. II. ί. 154. ί. 478. Demoſth. Non cum genit. ut vult Scalig. Catull. p. 82.—ἐπ' οἴνῳ pro ἐν II. 612 F. 671 D.—οἱ ἐπ' οἰωνοῖς qui auguriis præfecti ſunt II. 281 A. 976 C.—ἐπ' ἐμπορίᾳ πλεῖν II. 303 C.—ἐπὶ τιμῇ II. 365 A. 724 B. 983 F. I. 12 D. 861 E. 867 A.—ἐπὶ γέλωτι II. 635 E.—ἐπ' αὐτῷ γέγονα II. 418 C. f. imitat. Soph. II. 522 C.—panem ἐπ' ἐλαίᾳ σιτεῖσθαι II. 466 D. —ἐπ' ἀσελγείᾳ τινὰ λοιδορεῖν II. 668 A.—ἐφ' ἡμῖν II. 467 A. in noſtra poteſtate 740 C. 964 C. 1056 D. 102

βιοῦν Muſon. Stob. p. 479.—ἐπὶ παιδὶ mori, relicto filio, Lollius Anthol. III. 6. p. 310. Brod. Hemſterh. Lucian. 356.—ἐπὶ τῇ διανοίᾳ habere quid in mente Muſon. Stob. 595. fin.—ἐπὶ κυνηγεσίᾳ ἐξάγειν τινα Steph. malit κυνηγέσια accuſ. plur. Diog. L. VI. 31.—quot digitos ἐπὶ τῶν χειρῶν habeant Ariſtocl. Euſeb. P. E. XIV. 765 C.—ἐπὶ θανάτῳ κατακρίνεσθαι Porph. Abſt. II. 54.—ἐπ' αἰσθήσει μόνῃ ζῆν id. III. 19. τὸν ἐπὶ τοῖς ἀναγκαίοις βίον στέργειν id. II. 27 fin. ex Plutarcho II. 160 B.—ἐπὶ τῶν ἔργων, ipſo facto, non ſolum oratione, Jamblich. V. P. 112.—ὄνομα ἐπί τινι λέγειν, rem aliquo nomine appellare Dio Chr. XI. 157 A. v. n. ad II. 71 F.—ἄγαλμα ἐπ' ὀνόματι καὶ σχήματι τοῦ θεοῦ, ſignum dignum nomine ac forma Dei? Dio Chr. XII. 210 B.—uxor ἐφ' ᾗ τὴν βασίλειαν εἰλήφει Nero, *cujus dote*, Caſaub. Dio Chr. XXI. 270 D.—ἐπὶ κάλλει Jupiter Ganymedem fecit οἰνόχοον Dio Chr. XXXIII. 400 C.—τρίτη ἐπὶ τρίσσαις χάρισι, tertia accedit, Gratiarum inſtar, ut ſunt tres, veluti Gratiæ ſunt tres, Dio Chr. XXXVIII. 457 D.—ἐπί τινι χρόνῳ pro εἴς τινα χρόνον, ſtatuitur ſtatua Dio Chr. 462 C.—ἐπί γε ᾧ, pro ἐφ' ᾧ γε Dio Chr. 472 A.—ἂν μὴ ἐπὶ τέχνῃ μηδὲ προσέχοντες ξυνῶσι ſc. αὐτῷ ib. 559 C. ἐπί τινι ποιεῖσθαί τι Dio Chr. 571 B.—ἑαυτὸν Dio Chr. 642 D. Ariſtid. II. 144.—ἐπὶ τοῖς αὐτοῖς νόμοις reum in judicio perſequi Pláto 657 B.—ἐπὶ κλήρῳ πεποιημένος υἱὸς Plato 679 D. —ἐπ' ἀμείνοσι τύχαις Plato 653 C. 662 B. 679 E.—ἐπί γε τούτῳ quantum ab hoc pendebat, Plato 591 D.—ἐπὶ βιβλίῳ mori, inter legendum Ariſtid. I. 88.—ἐπ' ἀρίστῳ, poſt prandium, Ariſtid. I. 313. an *in prandio*, ut Canter. conf. 358.—ἐφ' αὑτῷ ſolus Ariſtid. I. 329.—ἐπὶ τοῖς λόγοις τινος γενέσθαι, alicujus ſcriptis ſtudere Ariſtid. I. 336.—ἡδίστην ἡμέραν ἀγαγὼν ἐπὶ λόγοις, *in munere oratorio*, Ariſtid. I. 355.—ἀγωνιστὴς ἐπ' ἄθλοις ἀποδημῶν Ariſtid. II. 207.—οἱ ἐπὶ τῇ μουσικῇ Ariſtid. II. 1.—ἐπὶ τούτῳ eſt ars, *ad hoc propoſitum*, Ariſtid. II. 18.—τὸ ἐπὶ τούτοις id. 95. —ἐφ' ἑαυτῷ φρονεῖν ib. 192.—ἐπὶ πᾶσι δικαίοις quid facere ib. II. 219. 252. 281. 303.—ἐπὶ ὀνόματι Σωκράτους Plato dixit ib. II. 224.—ἐπὶ λόγοις τινὶ συγγίνεσθαι ib. 228.—ἐπὶ

τα I. 491 A.—ἐπί τινα creatur dux, contra quem I. 494 E.—αἰτία I. 500 D. Sim. 521 E.—ἐπί τι τάττεσθαι, præfici alicui rei I. 519 B.—αἱ ἐπὶ τὰς πράξεις κατορθώσεις, leg. περὶ I. 521 E.—ἐπὶ πολὺν χρόνον I. 524 E.—πλεῖστον αἴρομαι δυνάμεως I. 534 E.—ἐπί τινα ἀπάτῃ I. 540 B.—ἐπὶ στρατείαν mitti *ad colligendum exercitum* I. 545 F.—πυθομένους ἐφ' ὅσον οἷόν τε τὸ πλῆθος καὶ τὴν τάξιν τῶν πολεμίων—explorantes *quale quantumque* hostium esset πλῆθος et ordo? an vero *quoad ejus fieri potest* I. 557 C.—aciem ἐπὶ πλεῖστον τοῦ πεδίου extendere I. 557 B.—ἐπὶ τὸ φοβερὸν κομᾷν I. 557 F.—ἐπὶ τῷ σώζεσθαι insuper, præter salutem I. 558 C.—ἐπί τι φυλάττω me I. 566 D.—ἐπὶ πόλεμον αἱρεῖσθαι ducem I. 566 F.—ἐπὶ πολὺ in multum spatium I. 576 D. 638 A. II. 215 D. 232 E.—ἐπί τινα imperatorem ἀνάγεται captivus I. 582 E. ἁμαρτάνω I. 593 C.—sc. hostem creatur imperator I. 626 F.—ἐφ' ὅσον—ἐπὶ τοσοῦτον I. 633 B. Porph. Abst. I. 19. Jambl. V. P. 257.—ἐπί τι τρίβεσθαι l. περὶ I. 640 E.—quem mitto I. 708 A.—ἐπὶ σχολὴν Rhodum ad Apollonium proficiscitur Cæsar I. 708 D.—ἐπί τι σχολὴν ἄγω I. 708 E.—ἐπὶ θέαν διδάσκων Sylla lusum Trojam I. 760 E.—ἐπί τινα θήρα I. 810 E. II. 194 B. 197 A.—ἐπ' αὐτὸ τοῦτο I. 858 A.—ἐπί τι καλεῖσθαι accusari alicujus rei I. 876 B.—ἐπί τινα contra quem I. 887 E.—σκηνὴν quem ἑστιάω in tentorio I. 904 A.—ἁρπαγὴν curro I. 911 A.—ἐπὶ μηδὲν ἔρχομαι Soph. I. 911 C.—ἐπὶ θάτερα I. 913 B.—πλεῖόν τι ἐπαίρω, augeo quid I. 917 E. Sim. 970 C.—ἐπὶ μικρὸν ἀνύω τῆς ὁδοῦ I. 937 A.—ἐπί τινα locum ire I. 948 A.—ἐπί τινα πειράω τινα tento quem contra quem I. 988 B. Sim. II. 151 E.—ἐπὶ στρατὸν mitto ducem I. 1070 B.—οἱ ἐπὶ Τροίαν et Τρῶες oppon. Clearch. Athen. 457 F.—ἐπὶ τὰς ναῦς τινα αἰτεῖν, rogare ut quis classi præficiatur II. 1, 5. Xen. H. Gr.—ἐπὶ τὰ ὅπλα κελεύειν quem sc. ire, sed locus non integer, Xen. H. Gr. II. 3, 14, 22.—ἐπὶ δεῖπνον σκίαν καταμετρεῖν, al. ἐπιδείπνῳ II. 50 D.—ἐπί τινα συντίθημι αἰτίαν II. 57 B.—ἐπὶ τὸ κρεῖσσον ἑαυτὸν μεταβάλλειν II. 117 F.—μέλος ἐπεγερτικὸν ἐπὶ τὰς ὀχείας sic A. Vulgo περὶ II. 138 B.—ἐπί τινα ἥκω, *ad quem* II. 150 B.—ἐφ' ἡμέρας τρεῖς συντελεῖται

Ariſtid. I. 56.—τινος hominem aggredior I. 839 A.—ω τι auxilior I. 1045 B.—τῷ ποδὶ cui rei II. 63 E.—equum II. 213 E.—τινὸς terræ II. 212 A.—τινι rei II. 236 B.—ἀπληστίαις Porph. Abſt. II. 27.—in fluvium, pro ἐμβαίνω Plato 667 F.—ω μετά τινος Plato 700 F.—ω πραγμάτων Ariſtid. I. 420.

ἐπιβάθρα ἡ I. 199 D. 892 A. Dionyſ. Alex. Euſeb. P. E. 276 D. Jambl. V. P. 109. 119. Upton. Ind. Epict. Ariſtid. I. 328. Orig. Celſ. 728 D.

ἐπίβαθρον merces τοῦ ἐπιβαίνειν II. 727 F.

ἐπιβάλλω—μαι τινι rei I. 8 D.—τινι magiſtro II. 832 D.—ομαι πρός τι II. 432 B.—τινι aggredior I. 149 B. 289 E. 313 A. Plato 667 D.—manum gladio II. 597 A. I. 991 C.—veſtes II. 691 E.—teſtem II. 722 A.—tempus II. 817 E.—λω τινὶ, neutre II. 270 A. de die 791 A.—ἐμαυτῷ de numero addito II. 388 B. D.—τι εἰπεῖν II. 402 B. Ariſtid. I. 537.—aſtron. eclipſi II. 411 B. umbra nobis ἐπιβάλλει 933 A. 935 F.—attendo ad quid II. 611 B. 1091 B.—ἐπιβάλλον (τὸ) rata portio II. 37 F. ubi v. n.—ἐπιβάλλει λογισμὸν αἰτίας II. 435 B.—ει tibicen II. 737 A.—comprimo II. 853 E.—ω τινὶ aliquem ſequi I. 273 A. B. E. 353 A.—τινι aſſequor quem I. 300 E.—σφραγῖδα I. 444 D. II. 203 C.—ει τι τινι connectitur quid cum quo I. 444 C.—σκιὰν ſibi I. 537 F.—ζημίαν τινι I. 615 F. Pauſan. 430. 431. 434. 478. 544. 450. 555. 563. 801. 833. Plato 689 D.—ει me σκιὰ I. 636 C.—μοι ἀρχὴ fortior magiſtratum I. 766 B.—ω hoſti I. 806 F. 814 D.—τοῖς κοινοῖς accedo ad remp. I. 862 E.—cui φόρον impono, vectigal I. 926 B.—cui labores II. 9 B.—reſponſum II. 39 C.—ει quid medicus II. 55 A.—ω rei tempus II. 194 A.—ων conſentaneus cum reliquis Teles Stob. 523, 53. Jambl. V. P. 193.—varius uſus, Upton. Ind. Epict.—ει decet, oportet, Ariſtid. II. 207.—ω τινι χεῖρα Ariſtid. I. 189.—ει μοι viſum II. 899 E. σκιὰν II. 976 E.—ω equum hoſti, *eum. converto in hoſtem* I. 403 E.—τινι venio ad quem I. 571 F.—conſentio cui Porph. Abſt. II. 58.—μαι ὕπνον Dio Chr. XII. 209 B.—

ita corrigit D. R. pro ἐπισκώπτω I. 873 B. Diog. L. VII. 16.

ἐπικοσμέω II. 44 C. 145 B. 808 C. I. 635 B.

ἐπικουρέω II. 213 D.—pro ἐπαρκέω Aristid. II. 103.

ἐπικούρησις Plato 677 F.

ἐπικουρία II. 957 A. 958 B. I. 341 F. 497 D. 569 C. Plato 677 C.

ἐπίκουρος auxiliator II. 760 E. 761 A. I. 166 C. 1003 D. —filii Hierocl. Stob. 461. Phintys ib. 444, 30.

ἐπικουφίζω II. 137 D. Aristid. I. 61. 111. 554.

ἐπικράνιον II. 1011 D.

ἐπίκρανις II. 899 A.

ἐπικράτεια—κατ' ἐπικράτειαν II. 905 E. 906 E.—ager Carthag. in Sicilia I. 248 A. C. 250 F. 251 B. 397 F. 969 A. Aristot. Mirab. Ausc. CXXIII.

ἐπικρατέω I. 7 A. 58 B. 174 E. 189 B. 122 B. 136 C. F. 302 C. 310 E. 288 F. 490 A. 492 C. 593 D. 707 D. 715 A. 880 B. 889 C. 975 C. 1039 F. II. 404 E. 430 D. 711 C. 752 E. 870 B. 906 D. 949 C. 988 A. 1024 E.

ἐπικρεμάω, vel—νυμι—ται domus foro I. 102 B. Sim. 501 A.—ται φόβος Wesseling. Diod. Sic. II. 120.—I. 352 E. Sim. 895 C. 960 D. Hipparch. Stob. 573.

ἐπικρίνω II. 44 C. 154 E. 711 B. I. 43 C. 590 C. 796 C. 864 B.

ἐπίκρισις II. 43 C.

ἐπικροτέω I. 921 B.

ἐπικρούω—τὸ ξίφος τῇ χειρὶ I. 650 D.

ἐπικρύπτω med. I. 153 F. (subint. me ipse 726 B.) 965 F. 967 C. 1013 A. 1023 A. C. Aristid. I. 459. 466. 482. —I. 169 C. 1030 D. II. 63 E. 193 B. Aristid. I. 471.

ἐπίκρυφος I. 1031 F.

ἐπίκρυψις I. 539 B.

ἐπικτάομαι II. 432 A. Aristid. I. 383. 391.

ἐπικτείνω I. 730 A.

ἐπίκτησις II. 895 A. opp. φύσει.

ἐπίκτητος II. 65 B. ubi v. n. f. reddendum Themistio 55

D. Ariſtid. I. 272.—ſimpl. II. 681 D. 1072 A. 1074 C. 1085 D. 1089 A.C. 1106 C. bis E. 1107 A.—divina opponitur humano λογισμῷ II. 755 E.—an ἐπίπνοια ut Long. Euſeb. P. E. 823 D. Jamblich. V. P. 103. Longini locum correxit Caſaub. Diatr. Dionis p. 8. Dion. Chryſ. p. 12 B. emend.—κατ' ἐπίνοιαν II. 804 C.?—ὑπερβάλλει πᾶσαν ἐπίνοιαν συνέσεως II. 968 A. 1065 D.—παρὰ τὴν ἐπίνοιαν II. 1076 D.—τῇ ἐπινοίᾳ ἅπτεσθαί τινος I. 21 B.—I. 54 C. 229 E. F. 432 B. 985 E.—propoſitum I. 735 A.—καὶ μνήμη II. 85 B.—αν ἀθανάτων κακῶν τῷ θανάτῳ συνάπτειν II. 166 F.—Ariſtoph. Eq. οἶνον εἰς ἐπίνοιαν λοιδορεῖν, Etymol. Kulenkamp.—ἢ ἑκόντας, ἢ ἐπινοίᾳ, ἢ μεθόδῳ docere fallacia, ſolertia, occulte Jamblich. V. P. 21.—opp. ſenſibus Jambl. V. P. 31.—pro ἔννοια de deo Dio Chr. XII. 201 A.D. (opp. ὑπονοίᾳ ib. D. ὑποψία 203 C. 207 A.B.) 218 C. 211 A. 214 D. 215 D.—ratio et modus opponitur propoſito et conſilio Ariſtid. II. 364.

ἐπινομεύομαι f. leg. ἐπινέμομαι I. 716 F.

ἐπινομὴ ignis I. 685 F.

ἐπινυκτερεύω II. 690 C.

ἐπινυστάζω cibo I. 1000 E.

ἐπιξενοῦσθαι τινὶ II. 250 A. 834 E. I. 62 D. Clearch. Euſ. P. E. 409 D. Dio Chr. 494 B.

ἐπιορκέω I. 930 B. 957 C. II. 200 E. Plato 689 A. bis. Ariſtid. I. 493. Clearch. et Chryſipp. ap. Stob. 196.

ἐπιορκία I. 334 A. 600 C. 827 A. 875 B.

ἐπίορκος II. 819 E. 223 C.

ἐπίπαγος II. 627 F. 641 E.

ἐπιπαιανίζω I. 310 F.

ἐπίπαν ὡς II. 679 F. Weſſel. Diod. Sic. T. I. p. 114.—I. 1070 B. II. 56 C. Plato 703 A. Ariſtid. II. 288.

ἐπιπαρορμέω II. 118 F.

ἐπίπαστος medic. Vit. Hom. §. 211. conjung. cum ἐπίπλαστος.

ἐπίπεδος II. 370 B. I. 417 D. Plato 704 E.—δον τοῦ τριγώνου, area II. 422 B.—κατ' ἐπίπεδον opponitur τῷ κατὰ πλευρὰν II. 679 F.—Geometr. II. 719 D. 979 F. 1079 E.

aures sermone II. 778 B.—ει miles I. 468 A. 899 B. —ται cui domus I. 920 B.

ἐπισταθμία I. 571 B.

ἐπίσταθμος convivii II. 612 C. Wessel. Diod. Sic. I. 717.

ἐπίσταμαι II. 66 A. 143 A. 187 B. 201 E. 213 E. 216 D. 217 E. 225 D. 229 E. 234 B. 235 C. 236 C. 239 C. 242 C.—et οἶδα fere oppos. II. 633 E.—soleo I. 515 F. Æschyl. Stob. 217.—II. 737 A.—τινα τι I. 137 C.—ἐπιστάμενος λέγει pleonasm. pro simpl. ἐπίσταται II. 655 F.—ἐπιστάμενος II. 874 B. Dio Chr. XXX. 309 A. Aristid. I. 247.—τι ὂν statuo II. 1013 A. Pausan. 788. Vit. Hom. §. 114.—II. 1125 A. I. 21 C. 116 D.—ὡς ἐπίστανται, *ut putant*, I. 868 C.—quem, *novi*, I. 883 D.—οὐδ᾽ ἐπίσταμαι οὐδὲ βούλομαι II. 42 E.—cum inf. II. 124 B.—καὶ γινώσκω Eur. Hippol. Stob. 209, 51.—vidi, frequentavi, Dio Chr. VII. 112 B. 115 A. XI. 156 D. emenda. non aliam patriam, *habeo*, Dio Chrys. XXXIV. 419 D.—ἐπίστανται οἱ φρόνιμοι, δοξάζουσιν οἱ πολλοὶ Dio Chrys. LV. 560 C.—ᾧ ἂν ἐπίστωνται τρόπῳ, quocumque modo sciverint, i. e. possint, Plato 684 A.—καὶ γινώσκω Plato 686 C.

ἐπιστὰς subito II. 580 C.

ἐπιστασία I. 77 D. 492 E. 541 F. 667 F. 742 D. II. 440 D. 581 D. 620 B. 794 B. 1051 D.

ἐπιστάσιον I. 29 B.

ἐπίστασις pompæ, quum paulum subsistit II. 973 C. Sim. 76 C. 48 B.—attentio animi Wessel. Diod. Sic. II. 308. Erotian. Proëm. p. 4. II. 99 D. Upton. Ind. Epict.—interstitium in crescente arbore Theophr. Caus. Plant. II. 11.

ἐπιστατέω τινι II. 795 E.—pro ἐπιτάττω Jambl. V. P. 99.—in senatu vel concione II. 833 E. 841 C.—II. 1000 A. I. 160 A. D. 513 B. 544 A. 981 D. Plato 693 C.—ἀνεπίστατος Porph. Abst. I. 9.

ἐπιστάτης convivii II. 621 D. 680 A.—chori Plato 689 A.—deus II. 758 D. 759 D. 1007 D. 436 F.—elephanti II. 968 D.—Simil. I. 258 B. 405 B. Plato 673 A.—καὶ παιδαγωγὸς I. 2 D. Sim. I. 691 E. 1012 D. I. 127 D. —civitatis I. 759 B.

415 C. 561 B. 562 D. 737 D.—τινι ἔγκλημα II. 862 F. 870 D. 418 E.—μαι med. ſimpl. habeo II. 937 E.—τὴν ψῆφον II. 965 D. I. 222 D. Sim. II. 19 C. 318 E. 632 C. 644 D. 646 F. 829 F. 836 D.—concluſionem ſyllogiſmi II. 969 B.—όμενον tempus II. 1081 E.—et προσφ. I. 119 B.—Act. I. 113 B. 913 A. 928 E.—τινι αἰτίαν τινὸς I. 169 A.—Simpl. I. 1048 B. Plato 653 C.—ται κὴρ I. 546 B.—μαι cibum I. 574 E.—λέξις ἐπιφέρεται τοῖς πράγμασιν ἡδεῖα καὶ μετὰ πολλῆς κατασκευῆς II. 41 C.—πολὺ φῶς —ει philoſophia II. 47 C.—cui ψόγον Thucyd. II. 71 D. —ται calamitas II. 103 A.—ω τι, f. ἐκ. ἔχω τι II. 167 A.—τινι φήμην Plato 676 F. 684 B.—δίκην Plato 686 D.—ἐπενήνοχα cui hoſtem Ariſtid. I. 447.—ω τινὶ κολάκειαν, aliquem reprehenſionis cauſſa reprehendo Ariſtid. II. 296. —ω cui nomen Ariſtid. I. 114.

ἐπιφῆμι II. 820 F. Emped. 1113 B.

ἐπιφημίζειν alicui rei nomen a re divina petere II. 267 C. 281 D. Porph. Abſt. IV. 2. Dio Chr. IV. 80 C. XXXVIII. 470 C. Plato 621 F.—conſecrare II. 270 A. 297 C. 646 E. I. 109 B. 132 D. 573 D. Porphyr. Euſ. P. E. V. 198 D. Abſt. I. 7, 9.—act. et paſſ. cui quid Ariſtid. I. 21. 190. 257. 445. II. 10. 300.

ἐπιφθέγγομαι II. 150 D. 436 D. 1110 E. I. 104 D. 681 C. 710 B. 114 E.

ἐπίφθονος paſſ. II. 73 A. 780 F. 811 E. 813 D. I. 101 F. 173. 273 F. 310 C. 318 E. 346 D. 530 B. C. 566 A. 625 E. 631 B. 640 C. 632 D. 643 B. 654 F. 773 A. 872 D. 988 B. 1056 C. 1075 A. Plato 691 C.

ἐπιφλέγειν bellum dicitur II. 324 C.—ω regionem I. 436 E.—ventus II. 366 D.—ει amor I. 986 A.—fulgur II. 624 A.—ει πόθῳ Græciam Lais II. 767 F.—I. 268 A.

ἐπίφοβος I. 386 E.

ἐπιφοινίσσω—ον ἐρύθημα II. 723 D.—II. 934 C. Neutr. I. 666 B.

ἐπιφοιτάω II. 127 D. 421 B. I. 339 E. 375 E. 614 B. 653 B. 698 C. 843 A. 861 D. 911 D. 914 C. 946 A. 965 A.

ἐπιφορὰ II. 659 D. 1085 A. I. 74 C. 137 E. 322 A.—ὀνομά-

D.—propius, f. ἐπιχωρέω I. 243 F.—cui I. 637 D.—εἰς ἑκάτερον I. 871 A. Acad. Galen. de optima Doctr. T. II. 16 A.—cum inf. II. 101 A.—λόγον Plato 700 E.

ἐπιχείρημα ratiocinatio II. 1037 A. 651 C. 656 B. 662 D. 694 D. 701 F. 951 A. 932 D. 959 C. 1037 A. I. 831 C. Upton. Ind. Epict.

ἐπιχείρησις II. 698 A. I. 406 E. 424 D.

ἐπιχειρητὴς παντὸς II. 622 C.

ἐπιχειρητικὸς II. 978 B. Upton. Ind. Epict.

ἐπίχειρον I. 1051 D. Wessel. Diod. Sic. I. 625.—Aristid. II. 48.

ἐπιχειροτονέω I. 254 E. 425 E. Plato 615 C.

ἐπιχέω II. 657 D. 989 C. Passiv. de multis hominibus I. 11 C. 26 C. 405 B. 419 B. 756 B. II. 598 E. 729 E. 861 C.—ἐπιχυθέντος, f. ἐπιχωσθέντος v. ἐπιλυθέντος I. 44 E. —oleum lychno I. 161 D.—de potatione ἐπιχύσεως Posidipp. Anal. Brunck. II. 48. Diphil. Stob. 558.—ἐπιχεῖται λόγος Plato 629 D.

ἐπιχθόνιος II. 431 E. Hesiod.

ἐπιχλευάζειν τινι II. 93 B.—I. 75 A.

ἐπίχολος II. 129 C. Wessel. Herodot. IV. 58.

ἐπιχορηγέω Aristid. II. 145.

ἐπιχράω cui quid, mutuum do I. 647 A.—μαι Plato 690 F. Aristid. I. 497.

ἐπίχριστα v. n. II. 102 A.

ἐπίχρυσος II. 997 D.

ἐπιχρώννυμι II. 395 E.

ἐπίχρωσις II. 382 C.

ἐπίχυσις I. 900 C. Toup. Theocr. T. II. p. 390 b. ed. Warton. ib. Musgr. p. 410. Restituendum Polybio Exc. Valesf. T. III. p. 66, 37. ed. Ern. ubi frustra Valesius, quamvis egregius vir. Sed mox idem vere—I. 995 B.—genus poculi Lambin. Plaut. p. 803.—generationis Plato 610 B. 647 G.—sanguinis et χολῆς in animarum evacuatione Porph. A. N. II.

ἐπιχώννυμι—ῶσαι cui arenam I. 1020 D.

ἐπιχωρέω Chrysipp. II. 1047 B.—τινι τὸ εἰκὸς II. 422 A. simil. 482 A.—Aristid. I. 248.—progredior Aristid. I.

γομένοις histrionis II. 711 C.—μετά τινος II. 713 C. 742 D.—obtempero II. 714 F. 715 A. 158 D. Plato 697 F. —αὐτῷ, καλῶς γὰρ ὑφηγεῖται II. 724 D. Sim. Plato 660 C. —evidentiæ II. 1057 A. 432 C.—κρίσις ἕπεται τῇ δόξῃ I. 100 A.—μενον καὶ δεύτερον II. 1146 C.—duci I. 481 F.—ἄλλῳ I. 521 A.—mulieri II. 981 F.

ἐπομβρία II. 136 B. 896 C. I. 461 A.

ἐπονείδιστος II. 24 A. 30 E. 64 A. Plato 610 E. 662 C. 663 A.

ἐπομνύω et—μι I. 168 E. 692 A. 872 B. 767 A. 769 B. II. 26 C.

ἐπονομάζειν τινὶ τὸν Δία II. 23 D. aliquid Jovis nomine appellare, ut ἐπιφημίζειν Jul.—1112 A. Plato 662 B.—II. 1060 B. I. 139 B. Plato 663 E. 132 E.—τι ἐπί τινι Dio Chrys. XII. 214 A.—τινι τι Plato 695 A.

ἐποποιὸς pro scriptore qui fingit II. 749 A.—I. 24 A.

ἐποπτάω Comic. II. 811 E.

ἐποπτεία philosophiæ II. 718 D. 422 C. I. 900 F.

ἐποπτεύω I. 118 E. 900 E. Plato 690 B.

ἐπόπτης I. 202 E. 603 C.

ἐποπτικὸς II. 382 D. I. 668 B. 900 E. Porph. Eus. P. E. 198 A.

ἐπόπτομαι malum, ut ἐπιδεῖν I. 231 A. 293 D.—Plato 687 D.

ἐπορέγω—μαι Solon. I. 88 B. Num. Eus. P. E. XI. 537 C.

ἐπορθρεύομαι Dio Chr. XII. 194 C.

ἐπορθρισμὸς II. 654 F.

ἐπορχεῖσθαι ἑαυτῷ II. 335 C.

ἔπος carmen heroicum II. 16 C. 675 A. I. 657 D. 1000 A.—id. ac στίχος I. 881 C. II. 17 D. 118 A. C.—καὶ λόγος II. 397 D.—ἔπεσι καὶ μέτροις ἄλλοις II. 402 B.—ὡς ἔπος εἰπεῖν II. 396 C. D. 402 B. 406 E. 407 B. 655 C. 665 C. 952 C. 991 D. 1051 E. 1052 A. I. 159 C. Plato 697 C. ubique alibi 699 G. 703 B. Diog. L. I. 61. 97. Dio Chr. 440 C. 441 A.—Mus. II. 1132 B. C. D. F. 1146 E.—συνερείδειν ἔπος παρ' ἔπος II. 618 F.—apud Homerum sign. ῥῆμα II. 1010 B.—Homerus ἐπέων κόσμῳ περιγενόμενος II. 1010 D. conf. Philet. Stob. 469, 3.

678 C. 680 C. 683 E. 692 B. 704 A. C. 708 A. 1099 B. I. 20 A. 525 B. 527 F. 733 E. 904 A. 930 B. E. F. 931 F. 992 F.—celebro I. 703 F.—oblecto II. 713 C. 1146 D.—Paſſ. II. 720 C.—ἐπινίκια II. 638 B.—ομαι paſſ. II. 707 C. 401 C. I. 825 D. 920 A.—differre videtur a δέχομαι οἶκοι II. 723 A.—populum II. 822 E. I. 220 B. 517 E. 543 D. 550 D. 565 D.—Simpl. II. 1147 A. I. 435 A. 591 E. F.—ὁ ἑστιῶν I. 1018 F.

ἔστιν ᾗ II. 589 C. 1025 B.—ὅπη II. 589 F.

ἑστιοῦχον πῦρ II. 158 C. Ruhnken. Longin. p. 135.—Dii Charond. Stob. 290, 11. 12.—ἑστιοῦχος homo paterfam. Plato 662 B.

ἕσταρ currus I. 674 C.

ἐσχάρα I. 307 E. v. n. II. 180 E.

ἐσχαρὶς I. 106 B. 553 A.

ἐσχατεύειν II. 366 B.

ἐσχατιὰ II. 338 A. 344 B. 776 D. Caſaub. Theocr. p. 268 ſeq. a quo diſſentit Toup. Theocr. Adon. T. II. p. 329.—I. 450 D. Xenoph. H. Gr. II. 4, 3. Plato 648 D. Ariſtid. I. 213. 216. 260. 294. 476. 549. II. 279.

ἐσχατόγηρως I. 653 A.

ἔσχατος II. 112 D. 114 E. 149 A. 201 C. 219 D.—II. 703 F.—τὰ diriſſima II. 814 D. Sim. Plato 641 G.—εἰς ἔσχατον venire Ariſtid. I. 489. 555. II. 277. 395.—cauſſæ proximæ opp. πρώταις II. 948 B. 1080 E. 1082 A.—τὰ ut ἐσχατιὰ Plato 612 A. B. 652 F.—Ἑλλήνων laus I. 356 F. ut Tacitus *ultimi Romanorum*.—ων περὶ periclitari I. 470 F.—τῃ ἀνάγκῃ I. 561 F. 710 F. 782 D.—ἀπορία I. 578 F.—συμφορὰ mors I. 582 C. Sim. Plato 663 D bis.—βίος I. 573 A.—κίνδυνος I. 625 C. 1030 B.—maximus.—τὰ pati, mors I. 769 F. 803 E.—τος accuratiſſimus I. 777 A.—τῃ τιμωρία I. 870 E. 1067 B. mors.—ἀπορία I. 912 C. 913 A.—τος Romanorum Caſſius a Bruto dictus I. 1005 A.—Græcorum (ut Brut. et Caſſ.) I. 1038 A.—contemptus Dio Chr. 479 B.

ἐσχάτως cum adjectiv. I. 423 B. 1057 E.—διακεῖσθαι Weſſel. Diod. Sic. II. 293.

ἑτερογενὴς II. 646 C.
ἑτεροειδὴς II. 894 A.
ἑτερόζυξ I. 489 C.
ἔτειος ἀπαρχὴ mortuis II. 114 C. v. n.
ἑτεροιόω II. 559 C.
ἑτεροίωσις II. 430 B.
ἑτερομηκὴς Math. II. 367 E. 1018 C.
ἑτεροῤῥεπέω II. 1026 E.
ἕτερος II. 144 B.D. 152 E. 153 C. 155 E. 156 A. 158 E. 159 C. E. 165 E. 170 A. 172 B. E. 173 E. 175 E. 180 E. 189 C. 190 D. 192 B. 198 C. 201 C. 210 E. 213 B. 215 D. 217 A. 220 D. E. 224 A. 225 A. 229 C. 231 F. 232 E. 234 A. D. 235 F. 236 B. D. 237 D. 241 A. E. 242 A.—fere abund. ſi ſana lect. II. 395 A. —γίνομαι muto ſententiam II. 11 E. ubi v. n. Ariſtid. II. 431.—f. ὕστερον II. 410 B.—τῇ ἑτέρᾳ II. 626 A.—λόγος contrarius II. 669 E.—alter e duobus, ſine articulo f. corrupt. II. 866 C. Dio Chr. XV. 235 B.—alter e duobus II. 173 D. 211 E. 226 A. 233 F. 237 C.—ὁ ἕτερος τὸν ἕτερον—maritus et uxor II. 143 B.—ἑτέρων παρόντων II. 139 E. bis.—ἕτεροι τοσοῦτοι I. 175 C. 1064 D. Antipat. Stob. 418, 41. Ariſtid. II. 372.—et ἀμφότεροι I. 230 F.—ος de pluribus quam duobus I. 244 A.—οἱ ἕτεροι pro ἐκεῖνοι I. 637 E. adverſarii, altera pars II. 532 E. Appian. B. C. II. p. 352. ſim. Ariſtid. II. 381. 387.—opp. θατέρῳ I. 643 F.—δεξιῷ, ſiniſter I. 699 A. 1011 F. —tranſpoſitum I. 862 B. II. 91 B.—θάτερα τῶν ἑτέρων ambo ſeorſim peculiariter I. 897 D.—ἑτέραν στολὴν ἱερὰν Ἴσιδος del. I. 940 C.—ἕτερον κέρας, dextrum I. 1007 C.—ἕτερα τοιαῦτα I. 1061 B. II. 71 F.—λέγε ἕτερον ut apud Athen. ſic Lyſias Theomneſt. p. 359. ed. Reiſk.—ſimpl. II. 70 B. 59 D. 70 D. 71 D. 72 A. D.—ἕτεροι opp. ἐκείνοις II. 70 E.—opp. familiaribus II. 616 C.—confuſ. cum ἑταῖροι II. 734 D. 82 E.—ὁ ἕτερος II. 89 A.—ἐξ ἑτέρων ἕτερα μεταλαμβάνειν ἱμάτια II. 100 B.—ἕτερον οὐδὲν II. 238 A.—ἑτέραις δι' ἑτέρων II. 718 A.—ρα ἐν ἑτέροις videre II. 728 A.—μηδ' ἕτερος II. 742 E.—ἕτερον ἑτέρου II. 748 B. 980 D. 1025 F.—τινὶ non αὐτὸ II. 764 D.—nil ἐστὶ

44 A.—I. 221 F. 235 B. 430 D. 483 B. 653 D. 659 B. 724 B. 816 D. 828 B. 858 B. 876 A. 881 E. 891 A. 915 F. 952 C. 999 B. 1024 D. 1031 C.—II. 73 D. 107 A. reſtituendum Phavorino Stob. 600. ex cod. A. Epict. fragm. Upton. p. 782.

εὐδαιμονέω et *εὐπραγέω* diſting. I. 265 C.

εὐδαιμονία I. 846 B. II. 212 B. 217 A. 224 E. Plato 681 A. 687 F.—tribuitur ſoli homini, ut *εὐτυχία* II. 572 E. conf. Hippodam. Stob. 553.—paſſim II. 1063 C. 1064 A. 1067 C. 1076 A. 1106 D. 1131 B. 24 F. 25 A. 58 D. 97 D. 99 D. E. 126 E. 152 A. 234 F. I. 93 E. 94 D. 109 C. 132 D. 161 E. 276 A. 846 B. Plato 672 F. lætitia vitæ ib. 700 D.—*παλαιὰ* Dio Chr. 488 D. Ariſtid. I. 259. Julian. 433 B. Demoſth. Mid. 405 A.

εὐδαιμονίζω I. 56 A. 94 A. 132 C. 340 E. 504 F. 521 A. 798 D. II. 36 D. 94 A. 105 B. 107 C. 111 D. 238 E. Plato 670 D.—diſting. *εὐδαίμων* 688 D.

εὐδαιμονισμὸς I. 297 A. 454 D.

εὐδαιμόνως καὶ μακαρίως II. 155 B.

εὐδαίμων urbs I. 500 A. 152 C. Plato 672 F. 699 D. F. 700 A. 701 B. II. 25 A. 37 A. 61 A. 113 E. 217 A. Plato 702 G. 704 F. 705 A.—terra I. 515 C. 727 C. 939 B. 1069 E.—I. 93 F. 94 A. B. 110 A bis. 147 C. 846 B.—Regum titulus I. 218 E.

εὐδάπανος II. 632 C. I. 79 E. 257 A. Porphyr. Abſt. II. 13. 14. 15.

εὔδηλος—*ον ὅτι* II. 856 B.—I. 73 E. II. 68 C.

εὐδήλως I. 2 B.

εὐδία Simpl. I. 121 A. 290 C. 418 C. 975 A. II. 8 C. 9 C. 103 B. 128 E. 162 F. 787 D. 967 B. 968 F.—animi ſerenitas II. 118 E. ubi v. n.—*σαρκὸς* II. 126 C. ubi v. n.—610 B. 662 C. 686 B. 1090 B. 101 B. 185 E. Plato 694 C.—*νέφος ἐπάγειν* II. 68 C.—Metaph. II. 123 E. animi et vultus Jambl. V. P. 10.

εὐδιάβατος II. 1117 D.

εὐδιάβλητος II. 1040 B. Euſeb. Stob. 309, 31.

εὐδιάβολος Plato 687 B.

εὐθυβολία I. 539 F.
εὐθύγραμμος II. 1003 B. ſeq. E. 1004 A.
εὐθυθάνατος πληγὴ I. 951 D.
εὐθυμαχία I. 572 F.
εὐθυμεῖν II. 465 C. D.—εῖσθαι I. 573 D.
εὐθυμία I. 10 E. 578 F.
εὔθυμος II. 208 A.—ον τὸ II. 1106 C.—I. 596 F. II. 118 B. —bonam ſpem habens Dio Chr. 482 C. f. εὔμυθος corrig. Democr. Stob. Eclog. p. 205.
εὐθύμως θανάτους φέρειν II. 113 D.
εὐθύνειν τινα κλοπῆς I. 865 C.—II. 843 D. I. 778 E. Plato 690 B. regere equum II. 593 B.—ſcriptorem I. 523 F. Sim. II. 153 C.
εὐθύνη—ας ὑπέχειν II. 711 E. 1116 E.—λαβεῖν II. 922 E.—II. 40 C. 45 E. 938 C. I. 158 A. 855 C. Plato 663 F. 687 F. 688 B. C. F.—αν ὑπέχειν II. 1057 C. 1087 C. 1104 A. 428 A. 397 D. I. 232 D. 651 B. 724 B.—ας δοῦναι I. 247 E. 526 D. 630 A. 780 E. 943 A. II. 9 D.—judicii I. 320 E.—ας ἀπαιτέω I. 745 E.—δεδίεναι I. 932 D.
εὔθυνος Plato 687 D. bis F. 688 A. B.
εὐθυόνειρος II. 437 F.
εὐθυπορέω II. 890 D.
εὐθύπορος II. 722 B.—εὐθυπορία Plato 612 F. 623 C.
εὐθυῤῥημονέω I. 895 A.
εὐθὺς II. 977 A.—ſtatim II. 151 B. 155 B. 161 B. 162 A. B. D. 163 C. 164 E. 167 E. 173 C. 175 C. 179 C. 180 F. 183 B. F. 184 F. 188 C. 196 D. 197 D. 198 B. 211 D. 228 E. 700 A. 131 F. 133 F.—ἐπ' εὐθείας, ἀπ' εὐθείας v. n. II. 57 A.—κατ' εὐθεῖαν perpendiculariter II. 941 B.—τὴν εὐθεῖαν ſc. ὁδὸν manifeſte, palam, I. 864 C. —II. 662 A.—adverb. exempli gratia (ut *αὐτίκα*) II. 470 B. 515 D. 20 E.—ἐξ ἀρχῆς II. 197 A.—οἷον εὐθὺς II. 436 A. 470 B. 494 A. 515 D. 758 A. Dio Chr. XI. 191 A. —init. εὐθὺς τὸ πρῶτον II. 938 C.—ſic cum παραχρῆμα Taylor. Demoſth. T. IX. 370. Reiſk.—Lat. *continuo* II. 960 D. 24 D.—εὐθεῖα ſc. linea II. 1022 D. plene 408 E.—rectus figura II. 1121 C.—τέλος εὐθὺς, tandem ſta-

εὔκληρος Teles Stob. 232. εὐκληρέω id. 577. Weſſel. Diod. Sic. I. 182. Ariſtid. I. 550.

εὐκοίλιος v. n. II. 137 A.

εὐκολία pro εὐτελεία II. 461 A. et cauſſa εὐτελείας C.—II. 100 D. 123 C. 854 E. 1060 B. I. 397 E. 356 F. 412 F. 455 A. 544 D. 620 A. 716 A. 837 E. 927 C.—πρὸς ποίησιν poëtica facilitas, ſc. faciendorum verſuum I. 881 B.—II. 43 D.—καὶ εὐχέρεια, luſus ac remiſſio, opponitur negotiis Plato 686 D.—jungitur cum εὐτηλεία Ariſtid. I. 64.

εὔκολος I. 49 F. 174 C. 256 D. 339 E. 407 C. 454 B. 1049 C. 1054 B. II. 44 B.—ποιεῖν τι II. 629 A.—τὴν λέξιν II. 836 B.—λώτερον II. 235 B.—Plato 704 A.

εὐκόλως II. 12 F. 13 D. 56 D. 90 D. 107 A. I. 91 A. 640 A. 801 A. 923 C.—ſe interficere I. 822 F.—καὶ ὀλιγώρως malo ſenſu II. 46 C.

εὐκόπως pro εὐκόλως II. 727 A.

εὐκοσμία II. 11 C. 228 C. reip. I. 648 B.

εὐκόσμως I. 851 A.

εὐκράγκης ventus Epicur. f. ἐκράκτης II. 1090 E. Ita ἐπιραγκτὸς II. 699 D.

εὐκρασία II. 887 E. 101 B. Porphyr. Abſt. II. 58.—corporis II. 686 B.—οἶνος ἂν τύχῃ τῆς πρὸς τὸν καιρὸν μᾶλλον ἢ τῆς πρὸς τὸ ὕδωρ εὐκρασίας II. 132 B.

εὔκρατος II. 677 D. 896 B.

εὔκριτος Ariſtid. I. 62.

εὐκταῖος—ſacrificia II. 369 E. Plato 673 B. Ariſtid. I. 544. —II. 1070 B.

εὐκτὸς—τὰ, εὑρετὰ, διδακτὰ Soph. II. 98 A.

εὐλαβεία—ejus deſcriptio II. 1038 A. Upton. Arrian. Epict. 100 et Ind.—differt a φόβῳ II. 449 A.—Simpl. II. 978 A. 12 A. 40 F. 87 D. 127 F. 176 A.—II. 793 A. (non lædere quem II. 964 A.)—είας δεῖται II. 709 C. 44 A. 45 D.—βεία περὶ τὸ θεῖον I. 75 A. Phintys Stob. 444, 25.—pietas, religio I. 132 C. 138 E. 139 D. 141 D. 226 A. 225 E. 256 C.—in ſtatuendo II. 420 E.—ejicitur enthuſiaſmo II. 432 E.—prudentia I. 174 C. D. —cautio I. 302 F.—I. 524 C. 531 D. 532 D. 565 E.

εὑρετὸς II. 98 A.
εὕρημα II. 1136 B. I. 661 E. Ariſtid. I. 392. 482.
εὔριπος I. 497 C.—viciſſitudo. Repone Hipparcho Stob. 574, 11. εὐρίπου τρόπον—Ariſtid. I. 487.
εὑρίσκω—periphr. pro *ſum* I. 112 B. Gatak. M. A. 269. Porph. Abſt. I. 1. Herodian. VI. 6, 10.—Simpl. II. 48 C.—a diis vel ſuperioribus II. 272 F. Porph. Abſt. II. 31.—exiſtere, paſſiv. II. 1106 F.—γεγραμμένον II. 675 B. —Med. II. 846 C. Ariſtid. I. 464. 413. 415.—εὑρόμενος activ. II. 962 D.—Med. lucror I. 661 E.—impetro I. 274 F.—ω cum inf. I. 386 A. Ariſtid. I. 348.—eventum ſperatum Ariſtid. I. 415.—μαι τι ποιεῖν I. 512 E.—ἀγαθόν τι Med. I. 649 D. 722 E. Sim. 753 B. Ariſtid. I. 218. 268. II. 304.—paſſ.—μαι τι πεποιηκὼς I. 677 A.—ω με μανέντα I. 704 C.—εὑρέθη ὕπνος II. 9 C. ubi v. n.—λαβεῖν —εὑρεῖν f. alterum delend. II. 158 E.—Simpl. II. 144 A. 153 D. 162 E. 163 F. 166 D. 173 B. 177 C. 192 D. 197 F. 198 A. B. 200 B. 204 B. 212 C. 218 E. 219 F. 230 A. 233 A.—κει maritum κόρη II. 232 D. —οὔτε εὑρεῖν ῥᾴδιον, οὔτε ἄλλου εὕροντος μανθάνειν Plato 697 A.
εὐροέω—εὐροούσῃ κακίᾳ χρῆσθαι II. 548 D.—I. 246 D. 1049 F. II. 24 F. 35 C. Upton. Ind. Epict.—orator εὐροεῖ πρὸς τὴν ὑπόθεσιν I. 695 D.
εὔροια I. 164 B. 862 C. Phyſic. II. 652 C. I. 274 D.
εὖρος I. 545 B.
εὔρους. εὔρουν τι ἔχειν πρὸς ποίησιν II. 405 D.—generatio Plato 610 A.
εὐρυεδής—οὖς ὅσοι αἰνύμεθα καρπὸν χθονὸς II. 743 F. 1061 B. 470 D.
εὐρυθμία II. 8 C. 45 E. 67 E. 167 B.
εὔρυθμος ſophiſta II. 790 F.—μυκτὴρ ſcriptoris II. 860 E. —luctator I. 817 F.
εὐρύθμως II. 45 E.
Εὐρυκλῆς eggaſtrimythus II. 414 E. Schol. Ariſtoph. Veſp. 1014. Suid. voc. Proverb. VII. 27. et Schott. Ariſtid. I. 30. ibi Palmer.
εὐρύοψ Jupiter, Chryſippus accipit pro *largum voce* II. 31 E.—Poët. II. 1096 A.

ἐπιστὰς f. famulus? I. 779 B.—σι τὴν διάνοιαν res I. 829 A.—μι ſpectaculo I. 723 C.—ται deus apparet I. 705 D. interpr. Luc. II. 9.—μι præfectus cui rei ſum I. 667 A.—τινι adſto I. 194 D. Sim. 890 A. 1017 C.—τὴν πορείαν I. 263 E. 466 E. 479 B. 592 A. 723 D. 807 D. 970 A. Hemſterh. Lucian. I. 56.—quid ſepulcro I. 307 F.—μαι imperio I. 434 D. 766 C. Forte Trag. ap. Scriver. p. 166.—μι inſto armatus I. 445 D. —cui, attendo, I. 453 F. II. 32 B.—ἐφεστὼς κολαστὴς I. 462 B.—ἐπιστῆσαι ſubſiſtere I. 464 C.—operarium operi I. 536 B.—τὸν στόλον I. 527 A.—præſens ſum I. 544 F.—φυγὴν I. 549 D.—σι hiſtoricus legentem rebus, præſentem I. 1014 F.—μι τάχος alterius I. 592 E.—ἐπέστη ſubſtitit I. 592 B.—μαι advenio, inſto I. 600 F.—σταθεὶς muneri I. 645 F.—μαι δίκῃ I. 647 A. 693 E. Sim. 779 D.—in via, ſubſiſto I. 884 E. 991 B.—κατὰ ῥῆμα, auditor oratori II. 44 C.—ἐπιστὰς, adſtans, II. 50 F. 182 F. 206 B. 209 C.—ἐπέστησε ἐξεγείρων dormientem II. 71 C. adſtitit. Al. ἐπάτησεν et ἐπάταξεν.—ἐπιστήσαντος τοῦ λόγου τὸ συμπόσιον II. 157 D.—ἐπέστη τοῖς πράγμασιν, rerum ſummæ præfectus eſt II. 176 D.—μι cui quid, ſc. ſepulcro II. 205 A. 229 C.—ἐφεστὼς II. 208 E.—rei τὴν διάνοιαν Jamblich. V. P. 125.—εἴ τις ὑμᾶς ἐπιστὰς ἔρηται Dio Chryſ. 475 B.—μαι κατήγορος Dio Chryſ. 508 A.—attendo Upton. Ind. Epictet.—περὶ οὗ νῦν ἐφέστηκε τὸ λεγόμενον, de quo nunc ſermo inſtat Plato 625 D.—ὁ ἐπιστήσας, is qui puero pædagogum præfecit Ariſtid. I. 83.

ἐφοδεύω τι II. 781 C.—(equo) phalangem II. 793 E.—explico oratione II. 895 C. Upton. Ind. Epict.—I. 1030 B.

ἐφοδιάζειν τινα II. 327 E. I. 91 D. 221 B. 791 B. Weſſel. Diod. Sic. I. 357.—σθαι παρά τινος doctrinam Jambl. V. P. 12.

ἐφόδιον I. 484 C. 546 D. 672 A. 858 A. 881 E. 913 D. 968 D. 1009 F. 1029 B. 1069 B. II. 193 B.—I. 511 F.—fructus, effectus, damnum II. 125 E. 160 A.—τοῦ γήρως II. 8 C. 13 B. Muſon. Stob. 595.—cauſſa, ad-

πεντηκοντόρῳ II. 985 A.—ταῦτα ἐχέτω ὡς λέγεις II. 986 A.—fut. σχήσω II. 1050 D.—ἀνατροπὴν pro ἀνατρέπεσθαι II. 1059 C.—γένεσιν pro γίνομαι II. 1070 C.—ἐχόμενος τινὸς II. 1074 B.—σχόντας II. 1071 E. Simil. I. 50 F. 59 B. 68 B. 80 F. 555 C.—ἔχει τοῦτο συγγνώμην II. 1118 E.—locus continet quid, v. c. fepulcrum continet mortuum I. 74 C.—ἔχεται ταῦτά τινος I. 65 C. 319 A.—ἔχει τοῦτο αὐτῷ ἀτοπίαν, hoc eum oftendit ἄτοπον effe I. 90 F.—σπουδὴν Ariftid. I. 189.—equi efferebant currum ἔχοντες τὸν ἡνίοχον I. 104 A.—ἔχει αὐτὴν, fc. ut uxorem I. 98 E.—ἔχω ἔλεος *habeo commiferationem*, poff. fc. apud alios I. 117 B. 118 C. 126 D. 139 A. (conf. Duker. Thuc. II. 41.) 188 D. 269 D. 310 D. 781 A. 826 A. 1060 B.E. II. 72 A. 162 C. Men. Stob. 474, 4.—φόβον, timeor Ariftid. I. 54.—τινα δι' ὀργῆς I. 123 F.—πρός τινα cum adv. I. 126 E. 161 A.—Roma ἔχει χρόνον 360 ἐτῶν ἀπὸ γενέσεως I. 139 F.—ἔχομαι τινὸς I. 133 C.—abftineo ἔσχοντο I. 327 C. 329 B.—ἔχειν εὔνοιαν πρός τινα I. 166 A.—et ἄγω promifcue, fc. εἰρήνην, Weffel. Diod. Sic. I. 544.—ἔχει λόγος, fama eft, Paufan. 464. 678. I. 859 A.—τὰ εἰς τοῦτο ἔχοντα, quod ad hoc attinet, Paufan. 678. 760. 762. 796. 862.—ἔχω εἴς τι navem, alicubi appello, Paufan. 625.—ἔχει εἴς τι navis alicubi appellitur, Paufan. 753.—ἔχειν τι ἐν ἑαυτῷ, fere abund. I. 180 D. Agatharchid. Athen. 651 A.—ἔχω τι ἀσμένως I. 222 E.—ἔχει me affectus I. 223 D.—ἔργον facere I. 245 E.—πλεῖστον, vinco I. 312 B.—ἵππον, equo vehor, I. 327 D.—ἔχει me perturbatio I. 327 E.—quem retineo, cohibeo I. 331 B.—ὥσπερ εἶχον, prouti fe habebant, v. n. II. 150 B.—ἔχω φθόνον, invidetur mihi, I. 647 B. 587 E.—βίον vivo I. 336 A.—contineo I. 343 A.—οἶκτον apud alios in commiferatione fum I. 346 B.—οὐκ ἔχω ὅπως ποιῶ τι, Lat. *non habeo quomodo quid faciam* I. 358 D.—ἔλαττον ἔχω I. 360 E. 364 A.—ἔχω διαβολὴν, fum in calumnia I. 363 B.—ἔχεται τι, raptum eft I. 371 B.—ἔχω σιωπὴν I. 384 B. 394 F. (Liv. I. 28.) 883 C. 1007 A.—μέσον τὸν Ἰόνιον I. 392 A.—κίνδυνον cum inf. I. 392 B.—εὔνοιαν καὶ πίστιν, fc. apud alios I. 400 F. Sim. 865 C.—παρά τινι I. 409 B.—

ercitum in armis I. 906 B.—ἔχω περί τι occupatus sum in aliqua re I. 906 B. 1039 F.—ἄτρεμα I. 931 F.—ἔχειν πεισθεὶς ἀνεῖλκε, putans piscator se piscem habere in hamo, extraxit hamum I. 929 B.—mulierem, opponitur matrimonio I. 929 E. Lysias Athen. 535 A.—ἴσχε τινά τινος, cohibuit aliquem ab aliqua re I. 936 A.—ἔχω ἔργον ἐν τῷ ποιεῖν I. 937 A.—ἔχει με μεταβολὴ, mutor, I. 945 B. —ἔχω πίστιν I. 955 D. creditur mihi, fide dignus habeor 1006 F.—ἔλαττον, vid. ib. I. 960 A.—ὡς εἶχεν I. 964 A. —ὅσα καλῶς εἶχε I. 965 C. ἔχω quem συγκλείσας, retineo quem apud me I. 971 C.—τι ἐν ἐμαυτῷ, taceo quid, I. 989 C.—quam mulierem, subint. in matrimonio I. 989 D. —ἔχω καὶ παρέχω honorem I. 997 B. ἔχω τινι τι assequor quid aliqua re I. 1023 A.—ἔχει τι, est in eo quid, Carystius Athen. 542 F.—οὐκ ἔχω ὅπως ἀπιστῶ σοι Theophr. Char.... Sim. Abresch. Auct. Thucyd. p. 240.—πῶς ἔχει παιδείας II. 6 A.—οὐχ ἕξεις τὴν κεφαλὴν II. 11 C.—periphr. ἡδονὴν ἔχουσα λέξις, pro ἡδεῖα II. 42 C. 44 A.—ἔχειν ἐν νῷ II. 47 C.—ἔχειν et λαβεῖν oppon. II. 47 D.—ἔχω χαλεπὴν τὴν ἀποκάθαρσιν, difficulter separor II. 51 A.—κίνδυνον ἔχουσα χρεία II. 64 D.—πῶς ἔχουσιν ὁμονοίας πρὸς ἀλλήλους II. 70 B.—βέλτιον ἂν εἶχεν ὃν abund. II. 104 A.—πλέον ἔχων τυγχάνει II. 113 C.—οὐκ ἔχοντος φρένας ἀνθρώπου ἐστιν II. 116 B.—ἑκτέον ἐλαφρῶς II. 117 D.—νοῦν οὐκ ἔχει οὐδὲ λόγον II. 124 B.—καλῶς ἔχει cum inf. utile est, II. 128 C.—κατὰ φύσιν ἔχειν II. 128 C.—κακῶς καὶ παρὰ φύσιν II. 128 D.— ἔχω τι τι II. 149 A.—τὰ ἄνω ἔχον ἀνθρώπου βρέφος II. 149 C. —ἔσχηκα τι, nactus sum II. 154 C.—ἔχω στολὴν, modo ἄγω II. 159 D.—οὐδὲν εἶχε κακὸν, nil illatum ei erat mali, II. 161 B. Sim. 169 D.—θήριον ἔχων ἐφήσει τοῖς καρποῖς II. 170 A.—ἀνηκοὼς II. 145 C.—πίστιν II. 146 B.—σύγχυσιν II. 158 C.—et δηλόω oppon. II. 149 A.—εἰπεῖν II. 154 B. —cum adverb. II. 162 A. 172 F. 179 B.C. 183 B.— ἔχω κακῶς τὴν ψυχὴν II. 168 F.—δίκην, est mihi lis II. 179 A.—καρπὸν pro φέρω II. 188 D.—ει res quid II. 180 D. continet—ω urbem II. 181 C. fim. E.—ἔσχηκα nactus sum II. 185 C. bis. 186 F.—ω οὕτως II. 192 E. 235 F. 240 A.—πρός τι II. 210 A.—καλῶς ἔχον ἐστιν II. 214 B. 215

Z.

Plato 650 A.—ζῆν deos esse putantem Plato 670 C.—definitur, Plato 668 E.—ζῶν τε ὡς κάλλιστα ζῆν, καὶ τελευτήσαντα τελευτῆς τοιαύτης τυχεῖν Plato 697 C.—plus est quam βιοῦν. Epitaph. Similis ap. Dion. Caff. Hist. LXIX. 19. T. II. p. 1167. Menand. Stob. CVIII. μικρόν τι τοῦ βίου καὶ στενὸν ζῶμεν χρόνον—plura Fabric. ibid.—εἰς κάλλος ζῆν Aristid. I. 246.—ζῆν τινὶ Aristid. I. 504.

ζείδωρος Venus, Empedocl. II. 756 D.—II. 993 F.

ζέσις—aqua μέχρι ζέσεως ἕψεται II. 690 C.—hinc ducitur Ζεὺς II. 878 A.—II. 918 A. 398 E.

ζεστὸς fervens Flum. II. 1147 B. Diog. L. VI. 23.

ζεστότης Pausan. 824.

ζευγῖται Athen. I. 88 A. 353 B.—aciei I. 289 F.

ζεῦγμα I. 128 A. 305 C. 306 D. E. 324 A. 418 E. 525 A. 561 C. 719 A. II. 174 E.

ζευγνύω fluvium I. 553 C.—ται uxor I. 473 B.—πόρον I. 418 B.—διάβασιν fluvii I. 1071 B.

ζεῦγος—φιλία κατὰ ζεῦγος II. 93 D. vid. n. ad Julian. 244 C.—II. 244 E. I. 95 C. 192 D. Plato 672 H. 673 C.—ἐπὶ ζεύγους II. 842 A. I. 254 E.—ὀρικὸν I. 686 F. Wessel. Diod. Sic. T. I. p. 125.—I. 339 E. 723 B. D.—boum I. 385 D.—luctatorum I. 709 E.—hominum I. 796 C.—draconum I. 824 C.—currus I. 918 C. D. 920 F.—subint. *boum* vel sim. II. 13 E. currus, mox συνωρὶς II. 146 D.

ζευγότροφος I. 159 C.

ζευκτὸν ὄχημα II. 278 B. 280 C. 828 E.

Ζεὺς dictus a ζέσις II. 878 A.—a ζῆν Ar. Didym. Euseb. P. E. XV. 818 A.—II. 112 A. 156 E. 158 D. 164 C. 169 B. C. 180 D. 191 A. B. Plato 702 B.—τὸ ἐκ Διὸς ὕδωρ II. 912 A.—Δία γενέθλιον II. 1119 D.—Ζεῦ καὶ θεοὶ πάντες, exclam. extra dial. II. 4 D.—de hujus attributis conf. Euseb. P. E. Ind. Viger.—a ζῆν dictus, et Δία quia δι' αὐτὸν omnia sunt Aristid. T. I. p. 67.—αἱ ἐκ Διὸς ὧραι Aristid. I. 567.—ὦ Ζεῦ καὶ θεοὶ ut II. 256. et saepe.

ζέφυρος dicitur a ζόφος, occidens II. 895 A. I. 571 E. 572 A.—οι ἐρήμῳ ἐπιπνέουσι Aristid. I. 513.

ζέω II. 721 A. 734 E. 735 D.—de juventute II. 791 C.—

losophiam I. 521 B. Aristocl. Euseb. P. E. XIV. 763 B.—καὶ μιμέομαι differunt I. 923 B.—βίον aliquem I. 948 E. F.—quem imitando, bono sensu I. 984 E. II. 92 C. 119 B.—imitor, I. 1013 A. II. 12 A. 14 B. C. 29 E.—τύχην, ἐπαινέω ἀρετὴν I. 1037 E.—καὶ δεδοικὼς I. 1041 A.—καὶ φθονέω II. 83 F.—καὶ βούλομαι II. 55 E.—θαυμάζω, ἐπαινέω II. 84 B.—malo sensu II. 144 A.—μεν τὸν εὐδαίμονα Muson. Stob. 595.

ζηλωτὴς I. 292 A. 357 B. 504 A. 718 C. 781 F.—bono sensu, imitator, II. 6 D. 154 C. 741 D. I. 112 D.—admirator II. 975 C.—philosophiæ I. 743 C.—philosophi I. 878 A. 882 E.—quid differat μαθητὴς a ζηλώτης Dio Chr. LV. 559 A—C.

ζηλωτὸς II. 92 E. 120 A. 140 F. 226 C. 1091 E. I. 93 C. 109 C. 110 E. 250 E. 273 F. 318 B. 518 A. E. 801 E. 818 E 819 D.—τινὸς I. 652 B.

ζημία I. 320 E. 858 F. Plato 689 C. D.—II. 90 C. 155 F. 237 E. 221 F. 730 A. I. 87 E. 396 B. 442 E. 472 C. 639 D. Plato 661 F. 662 A. 663 F. 674 C. 675 D. 676 B. 683 F. 685 B. E. 686 B. 691 E. G.—ζημίαν ὀφείλειν τάλαντον I. 448 E.—καὶ χρήματά τινος solvere I. 753 F.—προσβάλλω cui I. 879 A.—εἰσφέρω II. 179 A.

ζημιόω I. 494 B. II. 175 C. 181 D. 226 F. 227 A. 230 A. 231 E bis. 238 C. 239 C.—σθαι περί τι I. 821 D.—θανάτῳ I. 82 B. 168 E.—pecunia I. 150 A. 164 D. 167 B. 168 E. cum dativ. I. 284 D. 293 C. 299 A. 374 A. 999 B.—Plato 676 F. 683 F. G.

ζημιώδης II. 64 D.

Ζὴν—Ζῆνες Joves II. 425 E.

ζητέω II. 1118 C. F. 1123 E. Plato 698 A. 700 A. 703 G. H.—opponitur *inveniendo* Plaut. Epid. V. 2, 55.—φόνον inquiro in auctorem cædis II. 162 E.—Simpl. II. 128 C. 132 E. 133 C. 136 B. 140 A. 147 D. 151 D. 157 E. 162 E. 163 F. 164 A. 186 E. 187 F. 192 A. 199 F. 204 B. 210 B. F. 220 D. 227 E. 228 A. 253 D.—καὶ διδάσκω καὶ μανθάνω II. 130 E.—καὶ μανθάνω II. 122 D.—τὰ εὑρετὰ Soph. II. 98 A.—ἐῶ τὸ ἀληθὲς II. 72 A.—ἀπόδειξιν phil. II. 48 A.—ζητήσας, inveniens, f. ζήσας cum

H.

ferendo argumento II. 947 D.—comparativus cum ἢ ὡς et infinitivo, ἀμαθέστεροι ἢ ὡς ὑπ' ἐμοῦ ἐξαπατᾶσθαι II. 15 D. conf. Valcken. Herodot. III. 14.—ἄλλο τι πεποίηκε ἢ ἀπολέλοιπε II. 1039 C.—ἢ bis, diverſo ſenſu, II. 1043 A. —ἤ που pro ſimpl. ἢ II. 1101 B.—ἤ ταν ἢ ἐπί ταν Lac. Duker. Thucyd. p. 629 a. II. 241 F.—pro genitivo, διαφέρει τὸ γενέσθαι τὸ ῥηθὲν ἢ ῥηθῆναι τὸ γενησόμενον II. 398 F. —bis disjunćte I. 177 F.—ἢ in exclamatione poſt ἄρα I. 269 E.—et affirmat ut II. 94 E. Sic ap. Lat. Cic. de Or. I. 36. Arch. 12. Item pro *annon?* ergo ajenter ad De Pearce Orat. I. 58. p. 116.—ἢ γάρ; interrog. I. 303 C.—ἢ—ἢ I. 408 C.D.—ἢ niſi quod I. 772 C.—ἢ γὰρ οὐχ ὁρᾶτε II. 621 B. 405 A. 157 B.—ἢ γὰρ οὐχ οὕτως; II. 416 A. Plaut. Stich. I. 2, 21. *Certo enim.*—οὐκ οἴει II. 147 D.—ἢ interrogationis initio II. 394 F. 209 A.—τί; ἢ δῆλον reſpond. II. 54 E. Polyb. T. IV. p. 561. ed. Schweigh.—ἤ τ' ἄρα, f. ἤ γ' ἄρα, vel ἢ γὰρ Longin. Euſeb. P. E. XV. 823 D.—ἢ γὰρ ἂν cum conjunćtivo vel indic. Homer. Il. α'. 232. β'. 242. Zoſim. VI. 3, 3.—ἢ μὴν I. 422 C. 534 A. 692 A. 775 A. 831 B. 872 B. Plato 680 F. 685 A bis. 691 A.

ἤ που poſt ὅπου γὰρ II. 404 F. 480 A. B. 785 C. 801 E. 937 B. 938 A. Fragm. I. 5. Herodot. I. 68. Ironice negat omnibus illis locis, et aliis notatis in v. Ὅπου. Porph. Abſt. II. 50. Dio Chryſ. III. 50 C. corrige ſeq. ἀλλὰ μὴ ut Caſaub.—II. 800 C.—ἄρα Thuc. V. 100. —ἄρ' ἐγὼ τοιοῦτος II. 40 D.—init. II. 99 F. 146 B. 149 A.—init. Epigr. ref. ad Euthynoi Conſol. Apoll. Antipatr. Anthol. III. 12, 55. p. 340.—in conſequentia, per ſe negat Dio Chr. XXXI. 328 A. Sim. LXXVII. 654 A. —ἤ που poſt εἰ Ariſtid. I. 85. 87. 401.—poſt ὅπου Ariſtid. I. 401.

ᾗ II. 154 F. ᾗ πέφυκεν II. 991 B.—ἔστιν ᾗ I. 399 E. Ariſtid. II. 83. I. 531.—ᾗπερ I. 873 B.—οὐκ ἔστιν ᾗ nullo modo Plato 642 D.

ἡβάω—ἡβώντων παίδων II. 14 B. Epigr.—II. 215 C. Plato 681 D.

ἥβη II. 1058 B.—οἱ μέχρι ἑξήκοντα ἐτῶν ἀφ' ἥβης II. 819 A.

παιδεύειν τὰ ἤθη, παρηγορεῖν τὰ πάθη II. 156 C.—μαλάσσειν τὰ ἤθη II. 156 D.—et λόγος II. 177 E.—ergo eſt cauſſa ἔργων II. 177 E.—factum in quo ἦθος apparet II. 235 C. —ἦθος, φύσις, τρόπος diſting. Alexis Stob. 384, 55. ubi leg. τῶν δ' ὑπηρετοῦσα καὶ προσέχουσα.—ἤθη, τρόπους, ἔργα Junc. Stob. 597.—Dialogi Æſchinis germani habentur οἱ τὸ Σωκρατικὸν ἦθος ἀπομεμαγμένοι Diog. L. II. 61.—μᾶλλον ἀποβλέπουσιν οἱ θεοὶ πρὸς τὸ τῶν θυόντων ἦθος ἢ πρὸς τὸ τῶν θυομένων πλῆθος Porph. Abſt. II. 15.—ἦθος ψυχῆς cernitur διὰ τῆς ὄψεως, in vultu, Porph. V. P. 35.—reponendum pro εἶδος leg. Dio Chryſ. XXXII. 381 D.—τὸ ἦθος. βεβαίους.—ἔθη πάθη καὶ πράξεις, f. ἤθη, Strab. p. 29 A.—ἦθος ſenum melius eſt quam juvenum judicium, ſenſus pulcri, vel ſimil. Plato Leg. I. 578 B. D.—fere eſt ἔθος, v. c. Plato Leg. I. 565 B. ἐν τοιούτοις ἤθεσι τέθραφθε νομικοῖς. —periphr. τὸ τῆς ἀνδρείας ἦθος pro ἀνδρεία, vel ἦθος ἀνδρεῖον Plato 646 A.—ἦθος φύσει δίκαιον Plato 673 H.—ἤθη νέων φύσει ἄνευ λόγου γίνεται ἀνδρεῖα Plato 695 B.—τρόπων ἤθεσι καὶ ἔθεσι Plato 697 A.—ἤθη τρόπων Plato 622 C. 669 B. 679 H. 682 B. G.—ἦθος et ἤθη, ingenium, Plato 622 D. 628 B. 631 B. 646 C. 652 E. 654 D. 655 E. 671 A. 672 A. 673 H. 674 B. 677 G. 678 H. 681 F. G. 682 B. 689 D. G. 696 F. 698 G.—corrigend. ἔθη Plato 630 B. E. f. 644 B.—factum a quo μὴ κατὰ ἦθος, non pro ejus natura et animo Ariſtid. I. 174.—ἤθη, λόγοι, δόξαι Ariſtid. II. 163.—ἤθει πραοτέρῳ καὶ σχήματι quid dicere Ariſtid. II. 319.—ἤθεα καὶ τρόποι id. I. 391.—ἦθος civitatis Athenarum id. I. 408. 450.—oratoris id. II. 321.

ἠΐα II. 967 F. Arat. Empedocl. Porph. Abſt. II. 27. ib. Rhoër.

ἠΐθεος I. 6 D. 7 B. E. 8 A. E. 10 B. 17 C. II. 99 A. 120 A. 163 B. 225 D. Plato 647 D. 662 A. 688 D.

ἠϊών Ariſtid. I. 260. 521.

ἥκιστα Simpl. II. 125 C. 135 C. 136 C. 140 D. 154 E. 189 D. 213 B.—οὐχ ἥκιστα II. 125 E. 154 C. 808 B. I. 356 C. 527 C. 543 B. οὐχ ἥκιστα ἀλλὰ καὶ μάλιστα Strabo 216. Pauſan. 698.—et μάλιστα oppon. II. 73 E.

184 E. 190 C. 192 D. 196 E. 198 C. 199 C. 201 C. 202 B. 203 A. 207 D. 215 B. E. 217 A. B. 218 A. 221 B. 222 C. 223 B. 228 A. 236 B. 239 C.—παρ' ἡμέραν II. 132 F. καθ' ἡμέραν II. 968 D.—ἐφ' ἡμέρᾳ quotidie Ariſtid. I. 36.—ὁ καθ' ἡμέραν βίος I. 155 E.—λευκὴ I. 166 F.—μεθ' ἡμέραν urbes dirutæ non agnoſcuntur II. 398 E. conf. 414 A.—παρ' ἡμέραν I. 182 E. 321 B.—καθ' I. 321 B. 820 B. 843 C. 864 F. 877 D. 949 D. 1026 F. II. 130 A. 141 A. 150 C. 189 E.—quotidianus I. 361 A. 363 C. 459 A. 518 E. 525 A. C.—μεθ' ἡμέρας ὀλίγας I. 457 F.—μεθ' ἡμέραν poſtridie I. 518 E.—ambig. I. 562 A. 857 D. 920 A. 923 D. 979 B. 988 B. 1059 B.—ἡμέρα ἄρχει ἔχθρας II. 483 D. conf. Valcken. Eurip. Phœn. 543. Sim. Ariſtid. I. 354.—ραν τρίτην ταύτην II. 586 E.—ἐξαιρεῖται II. 741 B.—δευτέρα menſis II. 741 B. —ellipſ. II. 972 E.—καθ' ἑκάστην ἡμέραν II. 974 E. I. 981 A.—μεθ' ἡμέραν I. 141 B. vid. Μετά. Gatak. M. A. 72 b. 398 E. 385 E. 457 C.—interdiu 493 B. 501 A. 503 F.—αὕτη δείξει τὸν ἀγαθὸν II. 231 F.—ἀφ' ἧς ἡμέρας II. 182 E.—τὸ παρ' ἡμέραν αἰσχρὸν I. 663 F.—ἡ σήμερον I. 752 D. II. 196 F.—μακαρίζω με τῆς ἡμέρας I. 858 F.—ἐφ' ἑκάστης, quotidie Ariſtid. I. 68.—ἡμέρας μιᾶς μέρει μικρῷ I. 855 B. Ariſtid. I. 453.—τὸ καθ' ἡμέραν Ariſtid. I. 230.—μεθ' ἡμέραν interdiu, proximo die, cujus nunc eſt veſpera I. 877 B. II. 227 A. 184 D.—ἡ καθ' ἡμέραν δίαιτα I. 914 C. II. 132 B. Sim. Plato 643 G. 618 B.—τὴν ἡμέραν ταύτην καὶ τὸν ἥλιον ἐλευθέραις ἀνισχόντα ταῖς Συρακούσαις οὐκ ἐφορῶσιν I. 980 C.—καθ' ἣν ἐγεγόνει πρῶτον, natalis, I. 995 B.—τὸ καθ' ἡμέραν δεῖπνον I. 1012 F.—ἐν ἐκείναις ταῖς ἡμέραις I. 1071 B.—μεθ' ἡμέραν, opp. νύκτωρ II. 100 E. F.—Plato 584 E.—η μέση II. 111 C bis. ἐπὶ πλείους ἡμέρας II. 113 A.—μίαν II. 128 B.—μιᾷ II. 226 F.—ἡμέραν παρ' ἡμέραν II. 132 F. τῇ μετα τὸν γάμον ἡμέρᾳ II. 143 A.—ἡμέρας interdiu II. 179 C.—τῆς αὐτῆς II. 224 A. alibi. Vid. in ſimpl. ἡμέρα.—ὅλην τὴν ἡμέραν II. 239 C.—δι' ὅλης τῆς ἡμέρας ib.—καθ' ἡμέραν, *quotidie* Dio Chr. XXX. 311 B. —ἀγαθὴ nuptiis, quæ? Dio Chr. VII. 113 A.—τῶν καθ' ἡμέραν ἀναγκαίων Menand. Stob. 186, 6.—τῆς καθ' ἡμέραν

θείας id. II. 274. Æl. N. A. III. 1.—τῶν δικαίων Xen. Hell. V. 4, 31. Terent. Phorm. III. 2, 16.—ἑαυτοῦ, laudatur Ariſtid. I. 530.

ἥττων II. 181 C. 855 E. 821 F.—differunt τῷ μᾶλλον καὶ ἧττον v. n. II. 76 B.—οὐδενὸς ἧττον II. 138 B. 210 F. 825 A. I. 543 B.—ἧττον τοῦτο θαυμαστὸν καίπερ ὂν θαυμάσιον II. 974 E.—χρημάτων I. 114 E. Sim. II. 13 E.—et κρεῖττον oppon. I. 136 E. Plato 656 B. Vid. κρείττων.—οὐδενὸς ἔνδοξος Valck. Diatr. p. 123.—φθόνου I. 410 C.—μειρακίων I. 413 B.—οὐχ ἧττον τῶν πολεμίων τοὺς Ἀθηναίους ἔβλαπτε, pro οὐχ ἧττον τ. Ἀθ. ἢ τ. π. I. 539 F.—των τιμῆς I. 883 E. —οὐχ ἧττον, εἰ καὶ μὴ μᾶλλον I. 1015 A.—imperium ἧττον τῶν ἀρχομένων Xenoph. H. Gr. II. 3, 13.—οὔτε ἧττον οὔτε μᾶλλον II. 131 D.—οὐδὲν ἧττον II. 154 D. 171 C. 237 F. —οὐχ ἧττον II. 165 C. 170 F. 192 B. 208 D.—ἧσσον II. 215 C.—*plus minuſque feci quam uſquam fuit* Plaut. Capt. V. 3, 19.—ἑαυτοῦ Plato 647 G. 565 G. 566 A. ſeq.

Ἥφαιστος ignis Plaut. Men. II. 2, 55.—De Vulcani numine conf. Euſeb. P. E. Ind. Viger.

Ἡφαιστότευκτος Diog. L. I. 32.

ἠχεῖον I. 557 E.

ἠχέω I. 232 B. 452 E.

ἤχη I. 249 A.—fama I. 349 E.

ἠχηεὶς θρόος αὐλῶν II. 654 F.

ἦχος II. 722 B. 38 A. eloquentiæ Himer. 280.—diſting. a φωνῇ II. 903 A.

ἠχὼ II. 902 E. ſeq.

ἠχώδης II. 720 D. 721 D. E. 722 A. C. E.—τὸ noctis I. 1037 C.

Θ.

θακεῖν II. 232 F.

θάκος Ariſtid. I. 46.

θαλαμηπόλος I. 682 A. D. 1055 F.

θάλαμος II. 144 A. 597 D. 1069 A. I. 203 E. 283 E. 297 E. 521 C. 597 D. 665 B. 694 E. 989 E. 1026 A. —palatia Ariſtid. I. 541.

θάλασσα, aqua marina, II. 914 D.—ξένοι ἀπὸ θαλάσσης II.

1143 A.—fimpl. video II. 210 F. 239 E.—et παραγγέλλω philofophorum eft Antip. Stob. 418. act. et paff. θεωρεῖν et θεωρεῖσθαι Plato 621 G. 622 B.—facra legatio Plato 690 A. B. 689 G.—mathem. θεωρεῖται τι ἔν τινι II. 1138 E. Sic Theon Mathem. Plat. p. 36. Nicom. Harm. I. p. 15. II. 31. et fæpe. Porph. Abft. III. 17.—tria θεωρεῖται ἐπὶ τοῦ βίου, anima, corpus, externa Ariftid. I. 51. Sim. 86.

θεώρημα differt a πρόβλημα II. 720 A.—II. 991 D. 1035 A. I. 307 C. 358 A. Vit. Hom. §. 92. Mufon. Stob. 371, 21.—inquifitio II. 1131 C.—fpectaculum, oppon. ἀκρόαμα Ariftoxen. Athen. 545 F.—Plato 690 F.

θεωρητήριον I. 840 B. bis.

θεωρητικὸς I. 162 B. II. 8 A.—cum genitiv. II. 627 A. 719 C. 1142 E.—homo, f. ingeniofus I. 897 D.—κὸς καὶ σχολαστὴς βίος I. 862 A.—ὸν τό τινος II. 746 E.—activ. II. 874 E. τινος.—Simpl. II. 874 F. 1025 D. 1088 E. —pro θεωρικὸν munus fcenicum II. 1010 B.—τὸ II. 1092 C. 1096 C. 1107 B. I. 492 A. pars animi.—ἡ ars opp. πρακτικῇ II. 792 D.—κὴ ἑαυτῆς fola ex artibus eft philofophia Arrian. Diff. Epict. I. 1.

θεωρητὸς intelligibilis opponitur ἐμφανεῖ II. 722 D.—λόγῳ II. 876 C. bis. 877 D. E. 882 A. 884 C. 894 C. Macrob. Sat. I. 3. p. 328.

θεωρία vocabatur legatio ad Demetrium II. 338 A.—ας ἕνεκα, non ex animi fententia, fed inveniendi cauffa II. 1013 A. I. 24 B.—αν habet λόγος καὶ Μοῦσαν II. 717 A. —fimpl. fpectatio II. 967 E.—inquifitio veri II. 1027 E. I. 24 B. 61 E.—peregrinationis Ifocr. Trapez. 617.—θεωρία μαθηματικὴ II. 1028 A.—ας ἄξιον I. 52 E.—ἀγώνων I. 89 F.—fcientia, ratio II. 1144 C. 1146 D. I. 308 E.—animi cauffa I. 351 B.—philofophi I. 521 B.—facra legatio I. 525 A. II. 160 C. Plato 688 C. artis opp. actioni I. 668 C.—obfervatio, doctrina II. 29 E. fpectatio fefti Phintys Stob. 445.—καὶ πομπὴ Dio Chr. 395 C.—τινος Plato 699 C.

θεωρικὴ σκήνη Henioch. Stob. p. 241.

θεωρικὸν v. n. II. 122 D. Ariftid. I. 105. 565. II. 100. 227.

θωπεία Jambl. V. P. 226. Dio Chryſ. III. 36 D. Plato Leg. I. 568 F. X. 673 B. Conf. Dav. Ruhnken. ad Tim. θῶπες λόγοι p. 145. His adde omiſſa D. Ruhnken. XI. 673 C. XII. 688 H.

θώπευμα II. 823 C.

θωπεύω v. n. II. 128 B.

θὼρ Phœnicium nomen, *bos* I. 463 B.

θωρακίζω—μαι II. 966 D. I. 1037 E.—I. 282 C. 867 E.

θώραξ II. 182 A. 220 A. 899 A. 898 F. 903 E. 904 B. 909 D. F. I. 250 D. 405 D. 557 E. 559 B. 563 E. 638 A. 950 E. 1015 E.—ferreus I. 249 E.—ἱππικὸς I. 359 B. 360 F.—διπλοῦς I. 684 B.

θωΰσσω Eurip. II. 959 B. 52 B.

I.

ἰαίνω Homer. II. 735 F. 947 C.

Ἰακχεῖον τὸ I. 335 D.

Ἴακχος I. 119 E. 138 D. 210 C. 754 B.

Ἰάλυσος II. 183 A.

ἴαμα ἀτοπίας, difficultatis in diſputatione II. 427 C. Sim. Plato 621 F.—II. 510 D. 600 A. 679 B. 964 B. I. 72 A. (ita leg. pro ἅμα I. 662 E.) 782 D. 829 E.—κακῶν mors II. 106 C. ſimil. alio modo Plato 692 F.

ἰαμβεῖον II. 54 B. 935 F. 1141 A. I. 320 B. 661 A. 670 A. 694 D.

ἴαμβος I. 762 E. Plato 684 D.

ἰάομαι ἀτοπίαν, ut παραμυθέομαι alibi II. 284 D. 1074 E. —paſſ. II. 694 D.—act. I. 171 C. 346 A. 379 C. 849 A.—II. 1128 D. 47 A. 112 E.—iram alicujus I. 234 B.—malum malo I. 205 A.—peccatum I. 455 B. Plato 683 G.—famem v. ſim. Porph. Abſt. I. 48.

Ἰὰς Ionica I. 165 B.—Muſ. II. 1136 E. 1137 A.

ἰάσιμος I. 12 B. II. 102 C. Plato 662 E. 686 B. 692 F.

ἴασις II. 681 D. 991 E. Dio Chryſ. 663 B. Plato 655 F.

ἰατὴς medicus Plato 689 C.

ἰατὸς Plato 655 F.

ἰατρεία curatio, non ſanatio I. 384 D.—II. 81 F.

145 A. 180 C. 322 F.—f. abund. Plato 681 B.—Arift. I. 193. ita nominatus id. II. 311. 312 bis.—II. 43 E. F. 70 D. E. F. 71 C. 124 E. 143 B. 144 C. 175 F. 213 D. 214 A. 231 F. 981 F. I. 442 E. 786 D.—f. corrupt. II. 1038 B. ἰδίᾳ στρατηγεῖν f. διαστ. I. 1053 B. II. 66 D. mſ. D. νὴ Δία.—et κοινῇ I. 230 B. 987 D.—καὶ δημοσίᾳ I. 648 D. Plato 705 B. C. 702 E.—κατ' ἰδίαν v. n. II. 120 D.

ἰδιάζω II. 905 E. Hippocr. Ep. XV. init.

ἰδιάστης Diog. L. I. 26. Jambl. V. P. 297.

ἰδικὸς peculiaris II. 900 A. item Galen. XXIV. 3. conf. Heraclid. Allegor. et Heyn. Præf. H. Steph. Theſ. I. 1106. Stob. Ecl. Eth. 183, 44. Marin. Vit. Procl. 45. ed. 4. Athen. 299 D. Sext. Emp. 366. Baſil. M. Ep. p. 63 D. Greg. Naz. 325 B.

ἰδιόμορφος I. 420 B.

ἰδιόξενος II. 577 A. Weſſel. Diod. Sic. I. 545. ἴδιος ξένος Hippocr. Ep. XV. p. 20 E.

ἰδιοπραγέω Weſſel. Diod. Sic. II. 295.

ἰδιοπραγία Plato 660 H.—οἰκειοπραγία 451 B. Olympiodor. Phædon. 201. 225. Porph. Grad. §. 34. p. 235. 237. eandem vocat ἰδιοπραγίαν ib. §. 41. p. 276 fin.

ἰδιοπράγμων II. 1042 A. Diog. L. IX. 112.

ἴδιος I. 348 A. B. 379 C. 409 E. II. 39 E. 43 D. 45 B. 66 E. 70 E. 67 B. 140 A. C. E. 144 F. 153 C. 831 C.—τὰ opes II. 8 E.—ἴδιος ἔσται meus erit I. 996 A.—ἐκ τῶν ἰδίων quid donare I. 939 F.—ᾳ̂ν γνώμῃ Antigonus, non cum aliis deliberans I. 902 B.—ους filios non habere I. 883 D.—ἰδίᾳ χειρὶ quid facere I. 556 B.—α καὶ δημόσια I. 525 C.—ambig. I. 453 C. D.—ἴδιος ἄνθρωπος v. n. II. 57 E.—privatus, domeſticus II. 801 A. 825 A bis.—ἰδίων f. ἡδέων II. 803 A.—opp. δημόσιος Plato 661 G. ſeq.—oppon. κοινὸς II. 868 E. I. 130 E. 224 C. 382 B. 526 C. 1046 A. Jambl. V. P. 168. Plato 660 G. H. Ariſtid. I. 158.—quod non in aliis eſt II. 976 A. I. 129 A.—ἴδιος λόγος τάχα ἔσται περὶ τούτου II. 977 E.—καὶ οἰκεῖος v. n. II. 351 D.—ἴδιόν τι λέγειν II. 1121 E. I. 16 B.—dialect. *proprietas* II. 1115 D. Sim. II. 29 E.

649 D.—civis I. 196 B.—I. 911 B.D. 916 E. 932 B. 936 B. 949 E. 981 C. 1065 B.

ἰδιωτικὸς πλοῦτος privatus cenſus I. 105 A. 967 F.—I. 145 D. 754 C.—βίος I. 442 F.—κὸν βαλανεῖον I. 899 D.—αἱ φιλίαι Dio Chryſ. 475 A. 481 D.—κὴ δίκη Dio Chr. 568 C.

ἰδιωτικῶς καὶ φαύλως ἰδών τι Plato 696 C.

ἶδρις Simonid. II. 872 D. Democr. Ep. in Hippocrat. 25. init.

ἰδρόω I. 420 F.

ἵδρυμα I. 309 C. Plato (682 E. ap. Stob. 456, 4.) 682 G.

ἱδρύνω I. 18 A.

ἵδρυσις πόλεων II. 408 A. 495 C. I. 22 D.—locus II. 651 D.—I. 84 E. 100 A. 232 D. Porph. Abſt. II. 49. Plato 674 E.

ἱδρύω paſſ. II. 1024 A.—υται urbs in loco I. 944 F.—ſedare II. 474 E.—σας στρατιὰν I. 146 E. 150 E. 313 A. 449 C. 533 D. 574 D. 950 E.—σθαι I. 65 D. 110 F.—ται tyrannis I. 959 A.—II. 741 B.—ειν ἑαυτὸν I. 412 B.—templum I. 148 D. 151 F. 231 F. 253 D.—incolas I. 253 A.—φύσις ἐν ἤθει βεβαίῳ I. 319 D. Sim. II. 138 F. —μαι βωμὸν I. 331 C. Sim. 487 B. II. 150 A. Plato 674 E. F. G. 702 A.

ἱδρὼς I. 132 B. 590 B.—πράξεις αἱ πολὺν ἱδρῶτα καὶ πόνον τοῖς ὑμνοῦσι ποιηταῖς καὶ μουσικοῖς παρέξουσι I. 672 A.—ὀξὺς I. 907 B.—μαλακὸς I. 949 E.—καὶ ἴλιγγος in pudore reprehenſionis II. 46 D.—et labor II. 63 F.—πρότερον Ariſtid. II. 8.—ἀρετῆς Zachar. Mityl. 233.

ἱέραξ reg. cognom. I. 322 A.—II. 158 B.

ἱεράομαι τινος II. 843 B. E.—ώμενος καὶ ἄφετος II. 981 D.—II. 403 F. Pauſan. 186. ibi Sylb. 246. 261. 371. 584. 585. 627. 695. 763. 795. 887. idem ἱερέομαι 570. 584. 887.

ἱεράστολος II. 352 B. Valeſ. ad Amm. Marc. p. 234. Porphyr. Abſt. IV. 8.

ἱερατικὸς—ἡ ἁγιστεία II. 729 A.—στέφανος II. 34 E.—Euſeb. P. E. 111. Porph. 92 C.

ρίπτειν I. 252 E.—α cui ὑποτιθέναι I. 764 C.—ίῳ se strangulare I. 380 D.—ὁ ἐν ἱματίῳ βίος, togata vita, I. 630 E. vestimentum Senec. Ep. 78. p. 241. ed. 12. Polyb. Ind. —τὸ ἱμάτιον ἀπάγω τῆς κεφαλῆς I. 622 D. 885 C.—in convivio κατέκειτο σοβαρῶς ἔχων δι' ὤτων κατὰ τῆς κεφαλῆς τὸ ἱμάτιον I. 640 C. Sic Mæcenas ap. Senec. Ep. CXIV. p. 449.—κατασείω I. 658 C.—ἀπάγω τοῦ τραχήλου τὸ ἱμάτιον I. 736 B. 921 D. Sim. 739 B.—ἐφειλκύσατο κατὰ τῆς κεφαλῆς Cæsar moriens I. 739 D. II. 267 B.—τὸ ἱμάτιον περιβαλὼν περὶ τὸν τράχηλον εἶλκεν sc. illum, I. 803 D.—opponitur sago I. 931 A.—caput ἱματίῳ tectus Hippocrates Soran. ed. Gal. Paris. I. 2 C bis.—adaperire caput, honoris caussa Senec. Ep. 64.—ἐν ἱματίῳ sine armis II. 248 E.—ἐξ ἱματίου τύραννος Athen. 215 C.—ἱμάτιον περιβάλλειν, ἐνδύειν χιτῶνα, Dio Chr. VII. 111 C. conf. B et 110 D.—tegumentum lecti Jambl. V. P. 100. 149.

ἱματισμὸς I. 688 B. II. 218 D.

ἵμερος I. 580 A.—καὶ πόθος I. 843 C.—ἐπέρχεται Plato 641 G.—ἔρως, ἐπιθυμία Plato 658 F.

ἱμερτὸς II. 394 B. 926 F.

ἱμερῶπις II. 370 D.

ἵνα pro ὥστε v. n. II. 67 F. Latinism. 179 B. Liban. I. 472 A.—ἵν' οὕτως εἴπω II. 1050 F. fere abund. Plato 597 C.—pro ὥστε cum infinitivo μή σοι οὕτω κακῶς γένοιτο ἵνα σὺ ταῦτα ἐμοῦ βέλτιον εἰδῇς, pro ὥστε σε εἰδέναι, II. 634 D. 1115 A.—ἵνα ἀφῶ, ut omittam, ut Lat. II. 726 E.—simil. II. 729 F.—cum indicativ. Musgr. Eur. Phœn. 216. Markl. Iph. A. 349. Taylor. Lys. p. 43. ed. Reisk.—Latinism. II. 701 A.—ἐξεύρηκα φάρμακον, ᾧ—ἵνα καὶ σὺ διαλύσῃς, *hoc nimirum, ut tu quoque explices*, nisi legendum ἐάν. Epigr. Leontii . . . I. 1.—peto a te ut hoc facias, Luc. XVI. 27. et sæpe in N. T. Teles Stob. 524. —μὴ—ἵνα abest a codd. II. 142 A.—perperam additum II. 159 D.—πείθωμεν αὐτὴν ἵνα μένῃ μεθ' ἡμῶν, Lat. pro μένειν, II. 181 A.—mutatum f. in ἂν II. 1080 B.—ἵνα μὴ λέγω ut Lat. Aristid. II. 46.

ἰνδάλλομαι II. 921 B. Dio Chr. XII. 209 D. Ruhnken. Tim. Voc. Sext. Emp. 420. conf. indic.

Plato 650 E. Isocrat. 261.—amicitiæ Jambl. V. P. 162. Plato 615 G.

ἰσότιμος I. 75 F. 175 E. 224 E. 443 D. 454 D. 514 D. 546 B. 581 B. Dio Chr. 498 D.

ἰσοψηφία I. 838 E.

ἰσόψηφος II. 351 A. I. 42 E. 837 A.

ἵστημι—ἔστη, fuit, II. 958 A.—opponitur τῷ ἐξίστημι II. 914 D. 918 B.—congelare facio 947 D. 954 D.—ἵσταται consistit, est, II. 956 C.—ἵστημι statuam II. 402 A. —ἵστημι μέχρι τινὸς, non ultra progredior II. 1145 A. —μι βακτηρίαν figo II. 147 B.—pondero, Plat. Euthyph. . . . Xen. Απομν. . . . Repone in Dione Chr. VII. 107 D. —οὐχ ἥκιστα μὲν—Leg. οὐχ ἵσταμεν τὰ κρέα ἡμεῖς.—ἔστη subsistit v. n. II. 63 B.—sanitas corporis non ἕστηκε II. 682 E.—ασθαι ἐξ ἐναντίας, pro ἀνθίστασθαι II. 74 A. ubi v. n. —ἑστὼς, de statua, v. n. II. 170 E.—II. 1029 B. Music. 1145 C.—ἵστασθαι ἔν τινι, subsistere, II. 551 C.—consistere facio II. 641 C. 652 C. 663 E. 684 C. 1015 E.—ἱσταμένου μηνὸς II. 655 E. 717 B. 738 E. 849 B. 861 E. 931 F. I. 9 C. 10 A. 24 C. 60 C. 90 C. 138 A. 290 A. 300 F. 665 F. Porph. Abst. II. 54.—ἔτους Aristid. I. 344.—ἵστημι faciem II. 715 C.—ἕστηκε κακῶς ἡ αἰχμὴ αὐτοῖς bello infelices erant, II. 863 D. F.—ἵσταμαι ἐκποδὼν II. 859 F. I. 1065 B.—ημι τὴν ἄκανθαν piscis II. 977 C.—quiesco II. 981 A.—Deus ἵστησι θάλασσαν ἀκύμονα II. 982 F.—ἱστάναι καὶ ἵστασθαι II. 1012 E.—stare facio II. 1025 A.—finem impono II. 1081 A.—σταθῇ Epic. consisto intra justos limites II. 1091 B.—e fuga I. 29 B.—σκηνὴν I. 124 C.—instauro, leg. ἀνιστ. I. 113 F. —τρόπαιον I. 163 D. 173 D. II. 193 F.—pro *sum*, Wessel. Diod. Sic. I. 584.—ἕστηκε ὁ ἀνὴρ, statua ei posita est, Pausan. 595.—λογισμὸς I. 175 E. 177 A.—ἐμποδὼν I. 184 A. 389 E. 918 A.—ἑστὼς munimentum, *non dirutum*, I. 197 D.—consistere facio I. 216 F. 229 E. 377 D.—ἱστάμενον θέρος I. 249 A.—ται pugna ἄκριτος I. 393 E. —άμενον κατὰ κορυφὴν σημεῖον I. 411 E.—non cedo I. 417 C.—στῆναι consistere I. 485 F. e fuga 501 C.—ἑστῶσα urbs, non diruta I. 529 D.—ἵσταταί τι ἔν τινι, servatur

φύσεως ἡ τροφὴ, an ἡ φύσις τῆς τροφῆς Porph. Abſt. IV. 2. —ᾳ ὁμιλία Plato 672 D.—pugiles οὐκ εἰς τὰ τῶν ἀντιπάλων ἰσχυρὰ συγκαθίενται Ariſtid. II. 142.—λόγος juſta cauſſa et ſim. Ariſtid. I. 404. 414. 457. 471. 485. II. 129. 251. 252. 280. 360.—τὰ ἰσχυρὰ τοῦ βίου, vitæ ſubſidia, Ariſtid. II. 310.

ἰσχυρῶς βούλομαι I. 637 E.—videtur I. 992 A.—Simpl. II. 133 C. 177 D. 193 B. 233 A.—jurare I. 603 A.—vitare I. 613 A.—metuere I. 2 D.—ἄρχειν II. 755 A.—II. 536 C. 729 F.—πένης I. 395 D. 597 E.—ὡς νομίζω καὶ πέπεισμαι de re Dio Chr. XII. 210 D.

ἰσχὺς ſimpl. II. 130 A. 140 F. 218 F. 227 E.—πλοῦτος, ὑγίεια, δόξα II. 99 E.—πίστεως καὶ ἀξίωμα II. 35 E.—II. 1034 D.—ἀποδοῦναι de opere, quod diu durat I. 159 E. —poteſtas in civitate I. 173 E. 917 E. 1058 B.—exercitus I. 171 C.—pretium numi II. 406 B.—τροφῆς εἰς ἦθος ut Lat. vis educationis ad mores I. 989 F.

ἰσχύω II. 224 F.—ειν pro ἰσχὺς II. 130 B.—nomen invaluit, ἴσχυκε II. 694 B.—in republica I. 165 F. 524 C. 741 E. 806 B. Sim. 829 D. 881 B. 917 B. 918 A. 1038 B.—ει νόμος I. 172 E.—perficio I. 532 C.—παρά τινι I. 584 F. 620 A. 820 F.—cum inf. I. 650 E. 800 A.—πλεῖστον I. 952 B. 956 A.

ἴσχω malo ſenſu II. 442 F. 649 B. 698 C. 782 E. 911 D. 913 E. 955 C. 921 D. 922 D. 923 C. 1090 B. 1129 D. II. 36 E. 125 C. 129 B. Plato 698 C.—pro ἔχω II. 642 A. 652 C. 661 C. 689 E. 698 C. 943 D. 436 C. 437 C. 398 D. 127 B.—ται φωνὴ II. 763 A.—paſſ. opponitur motui II. 1056 B. 1076 E. F.—σχέσθαι δακρύων, abſtinere lacrymis II. 83 B.—bono ſenſu Plato 699 F.

ἴσως leg. μύσος I. 982 F.—τὸ ἴσως II. 572 E.—omnino II. 71 D.—ἴσως ἀδύνατον forte leg. I. 89 F.—τὸ ἴσως II. 572 E.—ἴσως μὲν—ἄλλως δὲ I. 127 F.—οὔτε ἴσως δυνατὸν οὔτε ὠφέλιμον II. 15 A. Ariſtid. I. 184.—μὲν οὖν init. II. 47 C.—μὲν γάρ τι καὶ Θεοφρ. ἀληθὲς εἶπεν II. 135 E.—utrum *æqualiter* an *forte* II. 71 E.—Forte, ſimpl. II. 139 E. 143 B. 154 A. 162 C. 165 A. 169 A. 205 B.—Dial.

